
# Sammlung der griechischen Dialekt-Insch...

Hermann Collitz,
Friedrich Bechtel,
Johannes ...





# Sammlung
der
# griechischen Dialekt-Inschriften

von

J. Baunack, F. Bechtel, A. Bezzenberger, F. Blass, H. Collitz,
W. Deecke, A. Fick, R. Meister.

Herausgegeben

von

Dr. Hermann Collitz.

---

Vierter Band. II. Heft. I. Abtheilung.

## Wortregister zum ersten Heft des zweiten Bandes

von

Dr. Johannes Baunack.

---

Göttingen,
Verlag von Vandenhoeck & Ruprecht.
1888.

Man bittet die Mittheilung auf der zweiten Seite des Umschlags zu beachten.

## Ankündigung.

Die Berufung des Begründers der Sammlung nach Amerika hat denselben veranlasst, sich nach einem Mitredacteure umzusehen. Als solcher ist Herr Professor Bechtel in Göttingen eingetreten, der für die Gestaltung des Unternehmens von dessen drittem Bande ab mitverantwortlich sein wird.

Der grosse Umfang, welchen das in Delphi aufgefundene Inschriftenmaterial zur Zeit erreicht hat, trägt die Schuld daran, dass das zweite Heft des zweiten Bandes, welches die Bearbeitung jenes Materials enthalten soll, immer noch nicht hat ausgegeben werden können. Um nun das ganze Unternehmen nicht noch länger stocken zu lassen, haben die Herausgeber sich entschlossen, den dritten Band vor dem Abschlusse des zweiten in Angriff zu nehmen. Einer Anregung des Herrn Dr. Meister folgend werden sie sich des Systems springender Nummern bedienen und das erste Heft des dritten Bandes mit Nummer 3001 eröffnen. Das genannte Heft ist bereits in Arbeit, und wird die Inschriften aus Megaris (F. Bechtel) enthalten, die aus Korinthos (F. Blass), Argos (W. Prellwitz) werden demnächst folgen.

Göttingen im Februar 1888.

Vandenhoeck & Ruprecht's Verlag.

---

Der zweite Band des Werkes „**Die griechischen Dialekte, auf Grundlage des Werkes ‚de Graecae linguae dialectis ed. Ahrens'** neubearbeitet von Richard Meister" befindet sich unter der Presse und wird im Sommer 1888 erscheinen.

# Wortregister

von

Johannes Baunack.

# Vorwort.

Bei der Vorbereitung einer Sammlung der delphischen Inschriften ist es nötig, beständig die epigraphischen Denkmäler der umliegenden Landschaften und Städte wegen der gleichen oder ähnlichen Anlässe zur Abfassung, des Formelhaften in denselben und wegen der unzähligen Berührungen im Dialekte zu vergleichen. Dies veranlasste mich, das Wortregister zu den im 1. Hefte des II. Bandes mitgeteilten Dialektinschriften schon jetzt auszuarbeiten. Auf Grund der Nachprüfung der Originalpublikationen sind folgende Versehen zu verzeichnen: man lese, resp. berücksichtige

$1335_{2}$, *Μολο[σσῶ]ν* $1335_{7}$, *πολειτείαν* $1337_{4}$, *Μο[λοσσῶν]* $1340_{4}$, *Τεισέρμωνος* $1341_{2}$, *Ἀν . . θιῆ* $1344_{6}$, *[Θεοδ]ώρωι* $1346_{1}$, *[Ἀλε]ξάν[δρου]* (ganz unsicher) $1352_{1}$, *προσστάτα* $1352_{5}$, *[Ἐ]τοίμαχον* $1359_{4}$, *ἐκγό[νων]* $1360_{4}$, *Ἀγέ[λαος]* $1360_{5}$, *Δαμοσ[θένης]* $1364_{3}$, *εὐχ[ά]ν* $1380^{a}_{1}$ entweder *Φιλήμονος* (Hughes) oder *Φιλ[ήμ]ονος* (Leake) $1380^{c}_{5}$, *Ματροπολίτα* $1389_{21}$, *Τιμοκράτεος* st. *Καλλικρ°* $1410_{9}$, *Κέ[ωι]* $1411_{12}$, *τὸν βουλόμενον* (s. Lebas) $1413_{26}$, *δίδοντι* $1413_{33}$, zu Anfang fehlt *δόμεν* $1415_{4}$, *ἀπὸ τοῦ* $1432^{a}_{4}$, *Δάμ[ων]ος* $^{a}_{10}$, *ἐκδικαζ°* $^{a}_{13}$, *. οις* vor *Κράτωνος* $1432^{b}_{2}$, *ἐξεδίκησαν* $^{b}_{6}$, *ἐκ[α]τέραν* $^{b}_{9}$, *τάμ* $^{b}_{11}$, *τῶν πόλιος* zu streichen $1435_{11}$, *. λος* vor *Αἰνία* $1450_{5}$, *Ἀθαναίου* $1459_{5}$, *οἱ Ἱππολόχου* $1475_{3}$, OIIAITAI, also *[τοὶ δάμ]οι [(κ)]αὶ τᾶι πόλει* $1476_{18}$, *τἄλλα* bei Lebas $1484_{1}$ steht bei Lebas *Καλλιστράτεος* $1500_{3}$, *πτολέμοις* $1501_{1}$, *σώζ[ων]* $1504$, *θεός* über Zeile 1 $1529^{a}_{7}$, *τὰς* $1529^{b}$ Z. 1—8 ist ins Register aufgenommen $1532^{c}_{1/2}$, *[μη]νός* st. *[μην]ός* $1535_{1}$, *Ξεινοπείθεος*, so Zeichnung u. Umschrift $1539^{a}_{22}$, *νόμ[ω]* st. *νό[μω]* $^{b}_{18}$ zuletzt TPEIAN $1546_{9}$, *γεννηθεῖσ[α]* $1548^{a}_{9}$ *τε* nach *Στειρίων*.

Auf die erste Anmerkung zum „Phthiotischen Register" bitte ich besonders zu achten. Dort ist auch eine neue und vollständige Publikation der Nummer 1461 berücksichtigt. Wegen 1535 ist 1506 weggelassen. Die Nummer 1502 habe ich nicht nachprüfen können. [-] heisst ergänzt.

Leipzig, August 1887. Johannes Baunack.

---

# EPIROTISCHES REGISTER.

*ἁ* [1343$_{1}$].
*ἅ* acc. pl. 1374$_{1}$.
*ἀγ* (= *ἀνά*) c. dat. 1365$_{6}$.
*ἀγαθά* nom. sg. 134'$_{1}$, °*θά* 1359$_{1}$.
*ἀγαθᾶι* 1334$_{1}$, 1339$_{1}$, 1349$_{1}$, 1350$_{1}$, [*ἀγα*]° 1347$_{4}$.
*ἀγαθῆι* [1348$_{1}$].
*Ἀγέα* gen. 1356$_{9}$.
*Ἀγέλαιο*[(*ς*)] oder °⟨*ς*⟩ 1350$_{7}$ Stein °*οο*.
*Ἀγέλαος* 1350$_{6}$, 1352$_{9}$, °[*λαος*] 1360$_{4}$.
*Ἀγίλαιος* 1351$_{6}$.
*ἀγωνοθέτα* gen. 1371$_{1}$.
*ἀγωνοθέ*[*ταν*] 1370$_{1}$.
*Ἀθερίωι* 1365$_{8}$.
[*α*]*ἰτ*[*ο*]*υμένου* 1338$_{7}$.
*Ἀκραγαντίνοις* 1340$_{9}$.
*Ἀλέξανδρος* 1351$_{9}$, [(*Ἀ*)]° 1354$_{6}$ St. ΛΕ°.
*Ἀλεξάνδρου* 1336$_{5}$, °*ε*° 1334$_{2}$, [*Ἀλ*]*ε*° 1335$_{1}$, *Ἀλεξ*[*άνδρου*] 1337$_{1}$, [*Ἀλε*]*ξάν*[*δρου*] oder °*ξαπ*° 1346$_{1}$, [*Ἀλεξ*]*άν*-[*δρου*] 1348$_{1}$.
*Ἀλεξάνωρ* 1356$_{5}$.
*Ἀλεξίμαχος* 1351$_{2}$.
*Ἀλκι*. 1347$_{11}$.
*ἀλλ*[*ά*] 1348$_{7}$.
*ἄ*[*λλοις*] 1338$_{11}$, [*ἄ*]*λλοις* 1339$_{14}$, [1345$_{3}$].
*ἄλλος* 1342$_{6}$.
*Ἀμα*. 1353$_{5}$.
*ἀμέρα*[*ς*] gen. 1357$_{6}$, [*ἀμέ*-*ρα*]*ς* 1358$_{6}$.
*ἀμπέλους* 1365$_{8}$.
[*Ἄμυ*]*μνος* 1352$_{10}$ Ethnikon, davon
*Ἀμύμνων* gen. plur. 1346$_{4}$.
*Ἀμύνανδρος* 1351$_{7}$, [*Ἀ*]° 1357$_{7}$.
*Ἀμυνάνδρο*[*υ*] 1348$_{2}$, °[*ρου*] 1357$_{8}$.
*ἄν* [1359$_{5}$].
*ἄν* acc. 1339$_{7}$.
*Ἀνδρ*. 1347$_{10}$.
*Ἀνδρόκκας* 1351$_{4}$.
*Ἄνδροκος* 1349$_{9}$.
[*Ἀν*]*δρομάχου* 1370$_{2}$.
*Ἀνδρομένη* acc. 1350$_{5}$.
*Ἀνδ*[*ρομένη*]*ς* 1354$_{7}$.
*Ἀνδρονίκου* 1349$_{2}$.
*ἀνέθηκε* 1372$_{1}$, 1373$_{1}$, 1374$_{1}$.
*Ἀνεροίτα* gen. 1349$_{5}$.
*Ἀνίκα*[*τος*] 1358$_{7}$.
[*Ἀν*]*ικάτου* 1350$_{8}$.
*Ἀντίβολος* 1350$_{4}$.
[*Ἀντι*]*γένει* 1343$_{2}$.
*ἀντίθητι* 1369$_{3}$.
*Ἀντινόου* 1339$_{2}$, [*Ἀ*]*ντι*-*νόο*[*υ*] 1338$_{2}$.
*Ἀντίοχος* 1349$_{8}$
[*Ἀν*]*τιόχου* 1350$_{7}$.
[(*Ἀ*)]*ν*[*τί*]*φα* gen. 1359$_{2}$ Stein ΔΜ |ΦΛ.
*Ἀνξ*. 1357$_{2}$.
*ἀπ'* c. gen. 1359$_{4}$.
*ἅπαντα* acc. pl. 1365$_{5}$.
*ἅπ*[*αντα*] acc. sg. 1343$_{6}$, [*ἅπα*]*ντα* 1348$_{4}$, *ἅ*[(*π*)]*αν*-[*τα*] 1361$_{4}$ St. ΑΜ°.
*Ἀπείροι* dat. 1339$_{13}$.
*Ἀπείρωι* 1336$_{3}$, [*Ἀπεί*-*ρ*]*ωι* 1341$_{6}$.
*Ἀπειρ*[*ῶ*]*ται* 1368$_{2}$.
*Ἀπειρώταις* 1339$_{9}$, °*ς* 1338$_{9}$, [*Ἀπ*]*ειρ*[*ώ*]*τα*[*ις*] 1338$_{11}$, [1345$_{3}$].
*Ἀπειρωτᾶν* 1336$_{2}$, 1339$_{3, 12}$, 1349$_{2}$, 1350$_{3}$, [*Ἀπε*]*ιρω*-[*τᾶν*] 1338$_{1}$, [1335$_{6}$].
*Ἀπειρώτας* acc. 1339$_{8}$.
[*Ἀ*]*πιρώταις* 1342$_{2}$.
[*Ἀ*]*πιρω*[*τᾶν*] 1347$_{2}$.
*ἀπό* c. g. 1339$_{12}$ (vor Voc.) 1368$_{3}$, [1356$_{9}$, 1357$_{6}$].
*ἀπό* ohne C. 1358$_{5}$.
[*ἀπέλ*]*υσαν* 1351$_{1}$, *ἀ*[*πέ*-*λυσαν*] 1360$_{3}$.
*ἀπέλυ*[*σε*] 1354$_{2}$.
*ἀπολογιζομένου* 1339$_{7}$.
*Ἀπολλωνιάται* dat. 1334$_{11}$.
*ἀποτ*[*ρέχειν*] 1358$_{4}$, [*ἀπο*-*τρέχ*]*ειν* 1357$_{5}$.
*Ἀρ*[*γε*]*θιῆ* acc. 1341$_{2}$, viel-

mehr Ἀν . . θιῆ, keinesfalls ϱ.
Ἀϱγι . 1353$_{6}$.
[ἀϱ]γυϱίου 1356$_{4}$.
[Ἀϱ]ετάφιλος 1361$_{5}$.
Ἀϱιστοβούλα 1353$_{2}$.
Ἀϱιστομά[χ]ου 1334$_{5}$, Ἀϱι-σ[στο]μάχου 1335$_{3}$.
Ἅϱμενος 1354$_{6}$.
ἄϱουϱαν 1365$_{5}$.
ἇς gen. 1339$_{8}$.
[Ἀ]σιναῖοι 1364$_{1}$.
ἀσφάλειαν 1339$_{11}$, 1341$_{5}$.
ἄτεκνος 1349$_{6}$, [ἄτ]° 1350$_{6}$.
ἀτέλειαν 1336$_{3}$, 1339$_{11}$.
Ἀτιντᾶνι dat. 1336$_{1}$ Ethnikon.
Ἀτιόχου 1350$_{6}$.
Αὐταγαθίδας 1375$_{1}$.
[αὐ]τάν 1359$_{4}$, [1348$_{3}$].
αὐτᾶς 1348$_{8}$, [α]ὐτᾶς 1348$_{9}$, [αὐ]τ° 1348$_{6}$.
αὐτοί 1348$_{8}$, [αὐ]° 1359$_{2}$.
αὐτο[ῖς] 1342$_{3}$.
Αὐτοκϱατίδας 1375$_{1}$.
αὐτόν 1339$_{9, 10}$, 1341$_{4}$.
αὐτονί acc. masc. 1339$_{9}$.
αὐτοῦ 1350$_{5}$, α[ὐτοῦ]? 1346$_{6}$.
αὐτούς 1352$_{6}$.
αὐτῶι 1334$_{14}$, 1339$_{11}$, 1341$_{6}$, αὐτ[ῶ]ι 1366$_{2}$.
αὐτῶν 1359$_{4}$.
ἀφῆκε 1349$_{3}$, 1350$_{4}$, 1352$_{3}$, 1357$_{3}$.
[ἀφῆκ]εν 1348$_{2}$.
ἀφίεντι [1353$_{3}$], °[τι] 1359$_{3}$.
ἀφίησ[ι] 1361$_{1}$.
[ἀ]φίητι 1346$_{5}$.
ἀφικομένων 1340$_{3}$.
Ἀφϱοδίται 1372$_{1}$.
[Ἀχαιό]ν 1338$_{10}$.
Ἀχαι[οῦ] 1338$_{7}$.

βασιλέος 1336$_{4}$.
βασιλεύοντος [1346$_{1}$], βα-σ[ι]° 1334$_{1}$, [βασιλεύ-ον]τος 1335$_{1}$, [-]ς 1337$_{1}$, °[τος] 1348$_{1}$.
[βασιλεύ]ς 1368$_{1}$.
Βατελωι. 1359$_{9}$ Rest eines Ethnikons.
Βαχχ. 1337$_{2}$.
Βοΐσκος 1349$_{10}$, Βοΐ[σκος] 1359$_{1}$, [Βοΐ]° 1359$_{5}$.
Βοΐσκου 1349$_{7}$.
Βουνίμαις 1339$_{4}$ (Stadt, St. Byz. Βούνειμα).
Βϱεντεσίνοι dat. 1339$_{7}$.
Βϱεντεσῖνον 1339$_{10}$.

Γαῖον 1339$_{10}$.
Γαίωι 1339$_{6}$.
Γάλαιθος 1351$_{3}$.
Γαμιλίου 1339$_{4}$ Monatsname (vgl. att. Γαμηλιών).
γᾶς 1339$_{12}$.
Γέλων 1346$_{8}$, 1357$_{2}$.
γὲν = γὲ 1369$_{2}$.
γε[νεα]? 1348$_{8}$.
γενεά 1348$_{6}$.
γενεᾶι 1335$_{8}$, γενε[(ᾶ)]ι 1334$_{15}$, St. °ΕΔΙ γ[ενεᾶι] 1366$_{2}$.
γενεάν 1361$_{3}$, [γενεά]ν 1341$_{5}$.
γενεᾶς 1348$_{6}$, 1359$_{5}$, °ᾶς 1334$_{16}$, °[ς] 1348$_{3}$.
γέν[ει] 1334$_{15}$.
γένος 1359$_{5}$, γέ[νος] 1348$_{3}$.
Γενναίου 1367$_{4}$ Ethnikon, vgl. St. Byz. Γενοαῖοι].
γινέσθω 1348$_{6}$.
[γϱαμ]ματέο[ς] 1335$_{4}$.
γϱαμματεύοντος 1339$_{3}$, [γϱαμματεύο]ντος 1337$_{3}$, °[τεύοντος] 1367$_{3}$.
γϱαμματιστᾶ gen. 1334$_{6}$.
γϱαψαμένου 1339$_{5}$, γϱ[α]-ψα[μένου] 1338$_{5}$.
Γϱύπωνα 1351$_{1}$, möglich auch Τ°.
γυναί[κεια] acc. 1347$_{7}$.

Δ . 1353$_{4}$.
Δαζούποι dat. 1339$_{6}$, (messapisch).
Δάζουπον 1339$_{10}$.
Δαμ. 1353$_{6}$.
[Δ]άμαϱχ[ο]ν 1338$_{10}$.
[Δαμάϱχ]ου 1338$_{6}$.
Δαμναγόϱα nom. 1359$_{6}$.
Δαμέ[α] gen. 1338$_{6}$, Δ[α-μέα] 1338$_{10}$.
Δαμοίτας 1352$_{10}$.
[Δ]αμοξένας gen. 1356$_{3}$.
Δαμοσ[θένης] 1360$_{5}$.
δέ 1334$_{7}$, 1337$_{3}$, 1339$_{3, 11}$, 1346$_{4}$, 1348$_{2, 5}$, [1348$_{4}$], [δ]έ 1335$_{4}$.
δεῖν 1339$_{8}$.
Δείνων 1351$_{10}$.
Δέξανδϱος 1350$_{7}$.
Δεξάνδ[ϱου] 1338$_{4}$.
Δέϱκα gen. 1336$_{6}$, 1349$_{7}$.
δι' c. gen. 1339$_{6}$.
διατελεῖ 1339$_{8}$.
δίδωτι 1365$_{3}$.
Δί 1375$_{1}$, 1369$_{4}$, (KZ. 25, 243, Δι(ί) vermutet.)
Διί 1368$_{4}$, 1371$_{1}$, 1373$_{1}$, 1374$_{1}$, 1375$_{1}$, [1347$_{1}$, 1363$_{2}$, 1364$_{2}$].
διό [1335$_{7}$].
Διοπέθης 1374$_{1}$.
Διός [1351$_{12}$].
διωλεσ. 1366$_{4}$.
Διώναι 1371$_{1}$, [Δι]° 1364$_{2}$, [1347$_{1}$, 1363$_{3}$].
Διώνας 1351$_{12}$.
Δοεσστός 1350$_{4}$, (Ethnikon, vgl. Strabo 326 Δυέσται).
Δο[κίμα]? 1348$_{2}$ (Bronze ΔΟΑ).
Δόκιμος 1349$_{6}$, 1351$_{8}$.
Δοκίμου 1339$_{3}$.
δόμειν 1340$_{8}$. Die Nr. 1340 ist wohl wegen dieser Form für agrigenti-

# AKARNANISCHES REGISTER.

*εἶμεγ* 1379$_{14}$.
*εἶμεν* 1379$_{19}$, 1380$^{a}_{7,11}$, *ε[ἶμεν]* 1380$^{b}_{5}$, [1380$^{b}_{7}$, 1380$^{c}_{6,9}$].
*εἰράνας* 1379$_{20}$, 1380$^{a}_{14}$, 1380$^{b}_{10}$, [1380$^{c}_{11}$].
*ἐκγόνοις* 1380$^{a}_{12}$, [1380$^{b}_{7}$, 1380$^{c}_{9}$].
*ἐκγόνους* 1379$_{18}$.
*Ἐμμε[νίδαν]* 1380$^{c}_{8}$.
*ἐν* c. dat. 1380$^{a}_{12}$, 1380$^{b}_{8}$, [1380$^{c}_{9}$].
*ἐπ'* c. gen. 1380$^{a}_{1}$, (Lebas *ἐπί*) 1380$^{c}_{1}$.
*Ἐπηράτου* Lacedämonier 1379$_{17}$.
*ἐπί* c. g. 1379$_{1}$, 1380$^{b}_{1}$.
*Ἐπικράτης* 1389$_{6}$.
*Ἐπιτέλεος* 1389$_{10}$ (Lebas *Σωτ*° falsch) 1408$_{1}$.
*ἐπόησε* 1385$^{b}_{3}$, (*ἐ*)° 1385$^{a}_{1}$.
*Ἔρωσις* voc. 1391$_{1}$.
*ἑστία* 1389$_{3}$.
*εὐεργέταις* 1379$_{24}$, 1380$^{a}_{16}$, [1380$^{b}_{12}$, 1380$^{c}_{13}$].
*εὐεργέτας* acc. 1379$_{14}$, 1380$^{a}_{8}$, [1380$^{b}_{5}$, 1380$^{c}_{6}$].
*Εὔξενος* 1389$_{13}$.

*Ἡρακλείτου* 1380$^{a}_{4}$ (bei Lebas *τ* davor fehlerhaft)
[*Ἡ*]*ρακλείτο*[*υ*] 1380$^{c}_{3}$.

*θάλασσαν* 1380$^{a}_{13}$, °[*σσαν*] 1380$^{c}_{11}$, [1380$^{b}_{9}$].
*Θεοδότου* 1389$_{2}$.
*Θευδότου* 1379$_{2}$.
*Θυίωνος* 1405$_{2}$.
*Θυρρείου* 1379$_{6}$, Ethnikon.

*ἱεραπόλου* 1379$_{1}$, 1380$^{a}_{1}$ °[*ου*] 1380$^{c}_{1}$, (Lebas °[*λου*]).
*ἱεροθύτας* 1389$_{20}$.
*ἱεροφόρος* 1389$_{16}$.
*Ἱππονίκα* 1400$_{2}$.

*καί* 1379$_{7,12,14,18,19}$ zw., $_{20}$ zw., $_{21}$ dr., $_{22,23,24}$, 1380$^{a}_{6,8,11,12}$ zw., $_{13}$ vierm., $_{14}$ dr., $_{15}$ dr., $_{16}$, 1380$^{b}_{9,11,12}$, (so Boeckh, *κα*[*ί*] Leake, Lebas) [1380$^{b}_{4,5,6}$ (Fick), $_{7}$ zw., $_{8}$ zw., $_{9}$ dr., $_{10}$ dr., $_{11}$, 1380$^{c}_{5,6,9}$ zw., $_{10}$ vierm., $_{11}$ vierm., $_{12}$ dr., $_{13}$].
*Καλλαίσχρου* 1387$_{1}$.
*Καλλικράτης* 1389$_{21}$.
*Κάλλιππος* 1389$_{19}$.
*Καρδαμίωνος* 1379$_{9}$.
*κατά* c. acc. 1379$_{15}$, 1380$^{a}_{8,13}$ zw., °[*ά*] 1380$^{b}_{9}$, [1380$^{b}_{6,9}$, 1380$^{c}_{7,10}$ zw.]
*Κέφαλος* 1406$^{a}_{1}$.
*Κλεάνδρου* 1379$_{4}$, °[*δρου*] 1382$_{2}$.
[*Κ*]*λειοῖ* voc. 1392$_{1}$.
*Κλευμένης* 1397$_{1}$.
*κοινοῖ* 1379$_{13}$.
*κοινοῦ* 1379$_{14,24}$, 1380$^{a}_{8,16}$, [*κοι*]° 1380$^{c}_{6}$, [1380$^{b}_{5,12}$, 1380$^{c}_{13}$].
*κοινῶι* 1380$^{a}_{7}$, 1380$^{c}_{6}$, (Lebas °*ῶ*[*ι*]) [1380$^{b}_{4}$].
*Κουροτρόπου* 1379$_{11}$, 1380$^{a}_{6}$ (Leake) Monatsname.
*Κριτοβούλα* 1399$_{1}$.

[*Λα*]*άνασσα* 1403$_{1}$.
*Λακεδαιμονίους* 1379$_{17}$.
*Λαμίσκος* 1389$_{11}$.
*Λάμπωνος* 1381$_{2}$.
*Λασθένεος* 1385$_{1}$.
[*Λ*][(*α*)]*φάνης* 1385$^{b}_{1}$ (St. *ωφ*°, Ergänzung sicher.)
*Λαχάρη* acc. Lacedämonier 1379$_{17}$.
[*Λε*]*οντέος* 1403$_{2}$.
*Λεοντί*[*νους*] 1380$^{c}_{9}$.
*Λεοντίσκου* 1389$_{15}$.
*Λέοντος* 1389$_{11}$.
*Λεύκιον* 1380$^{a}_{10}$.
*Λέων* 1389$_{15}$.
*Λεωνίδα* gen. 1389$_{7}$.
*Λεωνίδας* 1389$_{7}$.
*Λιμναίου* 1379$_{9}$ Ethnikon.
*Λυκίσκου* 1379$_{4}$.
*Λυσιάς* 1389$_{4}$.

*μάγειρος* 1389$_{17}$.
*μάντις* 1389$_{12}$.
*Ματροπολίτα* gen. 1379$_{11}$, 1380$^{a}_{6}$, [1380$^{c}_{5}$] Ethnikon.
*Μαχάτας* Künstlerunterschr. 1385$^{a}_{1}$, 1385$^{b}_{3}$.
*Μένανδρος* 1389$_{9}$.
*Μενάνδρου* 1389$_{9}$.
*Μεννέα* gen. 1403$_{2}$.
*Μεννείας* 1400$_{3}$.
*Μενοιτίου* 1389$_{4}$.
*μηνός* 1379$_{11}$.
*Μνασιστράτου* 1389$_{8}$.

*Ναυσιμάχου* 1380$^{a}_{3}$, °[*άχου*] 1380$^{c}_{3}$.
*Νίκανδρος* 1380$_{17}$.
*Νικία* gen. 1380$^{a}_{2}$, [1380$^{c}_{2}$].
*νόμον* 1379$_{15}$, 1380$^{a}_{9}$, [1380$^{b}_{6}$, 1380$^{c}_{7}$].

*οἰκίας* 1379$_{21}$, 1380$^{a}_{14}$, [1380$^{b}_{10}$, 1380$^{c}_{11}$].
*Οἰν*[*ιάδα*] gen. 1380$^{b}_{2}$ Ethnikon.
*Ὀλυμπίωνος* 1380$_{a\,9}$.
*ὅσα* nom. 1379$_{23}$, 1380$^{a}_{15}$, [1380$^{b}_{11}$, 1380$^{c}_{12}$].

*πάντα* acc. pl. 1379$_{22}$, 1380$^{a}_{15}$, [1380$^{b}_{11}$, 1380$_{c\,12}$].
*Πατρῆ* acc. 1380$_{a\,9}$.
*Παυσαν*[*ίαν*] 1380$^{b}_{7}$ (Leake, Lebas *Π*°).
*πολέμου* 1379$_{20}$, 1380$_{a\,14}$, [1380$^{b}_{9}$, 1380$_{c\,11}$].
*Πολύευκτος* 1389$_{2}$.
*Πολυεύκτου* 1389$_{16,19}$.

*Πόπλιον* $1380^{a}_{9}$.
*Ποπλίου* $1380^{a}_{10}$.
*Πραύχου* $1406^{a}_{2}$.
*Προίτου* $1380^{a}_{5}$, [$1380^{c}_{4}$].
*προμνάμονος* $1379_{5}$, $1380^{a}_{2}$, [*προμνάμο*]° $1380^{c}_{1}$.
*προξένοις* $1379_{23}$, $1380^{a}_{16}$, [*προξέ*]° $1380^{b}_{11}$, *π*[-] $1380^{c}_{13}$ (Lebas *π*[-]).
*προξένους* $1379_{18}$, $1380^{a}_{7}$, [*προξέ*]° $1380^{b}_{4}$, [$1380^{c}_{6}$].
*πρύτανις* $1389_{1}$.
*Πρῶτος* $1389_{18}$.
*Πυθίωνος* $1386_{1}$.

*Ῥωμαίους* $1380^{a}_{10}$.

*Σαρπ*[*ηδόνος*] $1382_{1}$.
*Στίλπας* $1388_{1}$.
[*Σ*]*τίλπωνο*[*ς*] $1397_{2}$.
*στρα*[*ταγοῦ*] $1380^{b}_{1}$.
*Στρατίων* $1384_{1}$.
*συμπρομναμόνων* $1379_{7}$, $1380^{a}_{3}$, [$1380^{c}_{2}$].
*Σωκράτεος* $1389_{17}$.
*Σωπάτρου* $1379_{5}$.
*Σωσίλλ*[*ας*] $1382_{3}$.
*Σωτέλης* $1389_{10}$.
*Σωτίωνος* $1379_{6}$, $1402_{1}$.
*Σώτωνος* $1379_{2}$.

*τά* acc. pl. $1379_{22}$, $1380^{a}_{15}$, [$1380^{b}_{10}$, $1380^{c}_{12}$].
*τᾶι* $1379_{3, 12}$, $1380^{a}_{5, 6}$, °[*ι*] $1380^{b}_{4}$, [$1380^{c}_{4, 5}$].
*τᾶς* $1401_{2}$.
*Τελλίας* $1386_{1}$.
*Τέλωνος* $1406^{b}_{2}$.
*τίμια* acc. pl. $1379_{22}$, $1380^{a}_{15}$, [*τί*]° $1380^{b}_{10}$, [$1380^{c}_{12}$].
*Τιμοκράτεος* $1389_{21}$ (Fick *Καλλι*° Versehen).
*τοί* dat. $1379_{1}$ zw., $_{13}$.
*τοῖς* $1379_{23}$, $1380^{a}_{15}$, [$1380^{b}_{11}$, $1380^{c}_{12}$].
*τόν* $1379_{15}$, $1380^{a}_{9}$, [$1380^{b}_{8}$, $1380^{c}_{7}$].
*τοῦ* $1379_{2, 4, 6, 8, 9, 10, 14, 24}$, $1380^{a}_{2, 3, 4, 5, 8, 16}$, $1380^{b}_{3}$, [$1380^{b}_{1}$ (Boeckh) $_{5, 12}$, $1380^{c}_{2, 3}$ zw., $_{4, 6, 18}$].
*τούς* $1380^{a}_{10}$.
*τῶι* $1380^{a}_{1}$ zw., $_{7}$, [*τῶ*]*ι* $1380^{c}_{5}$, [$1380^{b}_{4}$, $1380^{c}_{1}$ zw.].
*τῶν* $1379_{13, 15, 24}$, $1380^{a}_{7}$, (Lebas [*τ*]*ῶν*) $1380^{a}_{8, 16}$, *τ*[*ῶν*] $1380^{c}_{6, 7}$, [$1380^{b}_{4, 5, 12}$, $1380^{c}_{13}$].

*Ὑγιείαι* dat. $1400_{1}$.
*ὑπάρχει* $1379_{25}$, $1380^{a}_{17}$, °[*χει*] $1380^{c}_{14}$, [$1380^{b}_{13}$].
*ὑποπρυτάνιες* $1389_{5}$.

*φιλάνθρωπα* $1379_{22}$, $1380^{a}_{15}$, *φ*[-] $1380^{b}_{11}$. [$1380^{c}_{12}$].
*Φιλήμονος* $1380^{a}_{1}$, (°[*ήμ*]° Leake) [$1380^{c}_{1}$].
*Φίλιππος* $1389_{16}$.
*Φιλιστίωνος* $1379_{10}$.
*Φιλοξένου* $1380^{a}_{4}$, [$1380^{c}_{3}$].
*Φοιτιᾶνος* $1380^{a}_{4}$, [$1380^{c}_{4}$] Ethnikon.
*Φορμίων* $1405_{1}$.
*Φρύνιχ*[*ος*] $1404_{1}$.

*χαῖρε* $1390_{1}$, $1391_{1}$, $1392_{2}$, $1393_{1}$, $1394_{1}$, $1406^{b}_{3}$.
*χρήμασι* $1380^{a}_{13}$, [$1380^{b}_{9}$, $1380^{c}_{10}$].
*χρηστᾶς* $1401_{2}$.

. *χου* $1380^{b}_{3}$.
. *ωνος* $1380^{b}_{2}$.

# AETOLISCHES REGISTER.

---

# AENIANISCHES REGISTER.

[Βουθή]ρα 1431$^b_3$, Βουθ[ήρ]α 1431$^b_{15}$.
Βουλαῖος 1430$^a_5$, 1430$^b_5$.
βουλαῖς 1438$_4$ (metr.).

γάρ 1438$_8$ (metr.).
γᾶς 1431$^b_{10}$, 1435$_6$.
[γέ]γονεν 1432$^b_{12}$.
γενόμενοι 1432$^b_7$.
[γενόμ]ενος 1431$^b_6$.
Γναθίου 1431$^b_5$.
Γοργίας 1432$^a_8$.
γυ[μνασιαρ]χήσας 1436$_1$.

Δαιμενεύς 1434 Münze.
Δαμ. 1432$^a_4$, viell. Δά-μ[ων]ος.
Δαμο. 1432$^a_{14}$.
δέ 1432$^a_3$.
δεδόσθαι 1430$^b_2$, °[θαι] 1431$^b_8$, [1430$^a_2$].
Δέραν 1432$^b_4$, Ortschaft (oder Δεραν.(?)).
δεύ[τερον] 1431$^b_8$.
Δημήτριος 1435$_{11}$ (dialektwidrig).
δι' c. g. 1438$_8$ (metr.).
Δία acc. 1438$_9$ (metr.).
διά c. g. 1431$^b_{12}$, [δι]ά 1435$_8$, [1431$^a_3$].
διατελεῖ 1431$^b_6$.
δίδοται 1431$^b_{14}$, [δίδο]° 1435$_9$, [1431$^a_5$].
[Δι]καίαρχος 1429$^b_3$.
[Δ]ικαιάρχου 1432$^a_{14}$.
Δικαίου 1430$^a_7$, 1430$^b_7$.
δίκας gen. 1432$^b_2$.
δικασταί 1432$^a_6$, 1432$^b_5$.
Δίων 1437$_3$.
Δίω[νος] 1432$^a_1$ St. ΔΙΩΞΟΥ.

ἔγγυοι 1430$^b_4$, 1431$^b_{14}$, [ἔγγ]° 1429$^b_2$, [ἔγγ]υ° 1430$^a_4$, ἔ[γ]° 1435$_9$, [1429$^a_6$, 1431$^a_5$].
[ἐγ]κόνιμα acc. 1436$_2$.
ἔγκτησιν 1429$^a_2$.
ἔδεκτο 1438$_9$ (metr.).
ἔδοξε 1430$^b_2$, 1431$^b_8$, [1430$^a_2$].
ἔδοσαν 1429$^a_1$.
ἔδωκε 1429$^b_2$, °[ε] 1435$_4$.
εἰ 1438$_{11}$ (metr.).
[εἰκ]άδι 1435$_2$.
εἶμεν 1432$^b_9$.
εἰράνας 1435$_7$, ε[ἰράνα]ς 1431$^b_{11}$, [1431$^a_2$].
εἰς c. acc. 1433$_5$.
εἴσατο 1438$_7$ (metr.).
ἐκ c. g. 1432$^b_{3, 12}$.
ἐκ[α]τέρα[(ς)] 1432$^b_6$, St. °αν.
ἐκγόνοις [1429$^a_2$], [ἐκγό-ν]οις 1435$_6$.
ἔκγονον 1438$_5$ (metr.).
ἐκδικαζομέ[νοις] 1432$^a_{10}$, Fick fälschlich ἐνδ°.
ἐκέλευσ[αν] 1432$^b_7$.
ἐ[κκ]λησίας 1435$_3$.
ἔκριναν 1432$^a_5$, 1432$^b_4$.
ἐμ c. acc. 1431$^b_6$.
ἐμ c. dat. 1438$_4$ (metr.).
ἐν c. dat. 1431$^b_{10}$, 1432$^a_3$, [1435$_7$].
ἐναρηφόρε 1438$_{10}$ (metr.).
ἕνεκεν 1433$_4$.
ἐνκλήματος 1432$^b_{10}$, ἐ[-] 1432$^b_{12}$.
ἔνκτησιν 1431$^b_{10}$, ἔ[νκτη]° 1435$_6$.
ἐνλείπων 1431$^b_8$.
ἐξεδίκησαν 1432$^b_3$, so der St., Fick °κασαν.
ἐξέδραν 1436$_1$.
ἐπειδή [1431$^b_5$].
ἐπ[ί] c. acc. 1432$^b_3$.
ἐπί c. gen. [1429$^b_1$].
ἐπιδι(δ)ούς 1431$^b_7$.
[ἐπι]νομίαν 1429$^a_2$.
Ἑρμᾶι 1436$_2$.
Ἐρυθρηίοις 1432$^b_{14}$ Ethnikon.
Ἐρυθρηίων 1432$^b_1$.
Εὔανδρος 1436$_1$.
[Ε]ὐάνδρου 1435$_{11}$.
Εὐβίοτος 1430$^a_7$ zw., 1430$^b_7$ zw.
εὐεργέταις 1431$^b_{13}$, 1435$_9$, [1431$^a_4$].
εὐεργέτ[(α)]ν 1438$_3$ Bull. °ην.
[Εὐθ]υδάμου 1432$^a_{19}$.
εὐνοίας 1433$_4$.
εὔνους 1431$^b_6$.
εὐξυνέτοιο 1438$_8$ (metr.).
εὔχρη[στος] 1431$^b_6$.
ἔχεις 1438$_{11}$ (metr.).

ἤθεσι 1438$_4$ (metr.).
Ἡρώων 1438$_{10}$ (metr.).

θεοῖς 1438$_{3, 7}$ (metr.).
θεός 1430$^b_1$, [1430$^a_1$, 1431$^b_1$, 1435$_1$].
Θεότιμ[ος] 1434 Münze.
θρέπτειρ' voc. 1438$_1$ (metr.)

ἰδιῶται [1431$^a_8$], [ἰδιῶ-τ]αι 1431$^b_{16}$.
Ἵππαρχος 1431$^a_6$, 1431$^b_{15}$,
Ἱπ[πάρχου] 1431$^b_2$.

καθώς 1432$^b_5$.
καί 1429$^a_{2, 3}$ zw., 1430$^a_5$, 1430$^b_5$, 1431$^b_{5, 7, 9, 10}$ dr., $_{11}$ dr., $_{12, 13}$, 1432$^a_{10, 11, 12}$, 1432$^b_{1, 10, 12}$, 1433$_4$, 1435$_6$ zw., $_7$ dr., $_8$ zw., $_{9, 11}$, 1436$_2$, 1438$_4$ zw., (metr.), [κ]αί 1431$^a_3$, κ[αί] 1431$^b_{12}$, καί 1435$_5$, [1429$^b_1$, 1431$^a_{1, 2}$ dr., $_{3, 4, 8}$, 1431$^b_{16}$, 1436$_2$].
Καικέλιον 1433$_2$.
Καλλ. 1429$^b_3$.
κατά c. acc. 1430$^b_4$, 1431$^a_5$, 1431$^b_{14}$, [κα]° 1430$^a_4$, [κατ]ά 1435$_{10}$.
καταγράψαι 1432$^b_6$.

# PHTHIOTISCHES REGISTER [1]).



[1]) Für die Nummern 1439—1441, 1444—1446, 1448—1450 liegen mehrere oft sehr von einander abweichende Abschriften vor. Die Abweichungen sind von Fick nur zum kleinen Teile notiert. Das Wichtige ist im Index berücksichtigt.

**1461** hat Lolling, Ber. der Berl. Akad. 1887 p. 557 ff., neu herausgegeben, dazu auch die 73zeilige Inschrift der Rückseite der grofsen Kalksteinplatte, „die Heuzey nicht gesehen hatte(!)". Ins Wortregister sind Rück- (II), wie Vorderseite (I) nach Lolling aufgenommen. Dieser giebt sowohl eine Nachbildung der Inschrift in Majuskeln als eine Umschrift. Ganz kürzlich ist eine dritte Abschrift in Minuskeln von Foucart (Bullet. de corr. h. 1887 p. 364) publiciert worden; er sagt im Eingange dazu: „L' inscription a été transportée d'Armyro (Halos) à Volo par les soins de M. Zosimas Esphigmenitou et publiée par M. Periclès Apostolidès dans un journal de Volo. J'ai contrôlé la copie que M. Apostolidès avait eu l'obligeance de me communiquer, sur un estampage pris par M. Fougères". Die Abweichungen sind in Klammern zu den Lesungen Lollings hinzugesetzt, im Index aber nicht berücksichtigt worden.

**1461** I Zeile **1** ΘΕ/ |ΣΤΟ° d. i. *Θε[μι]στο°* (Fouc. *Θε[μι-]στο°*) **3** *°κλε οδ°* **4** *δεδοκότων* (Fouc. *δεδω°*), **6** *Ε[ἰρ]άνας,* (Fouc. *Εἰρά°*), **7** [*τᾶ*]*ς*, **8** [*Ἀ*]*ριστο°* (Fouc. *Ἀρ°*), **9** *Ἀν τιγ°* (bei Fouc. davor (*τᾶς*) ergänzt. **10** *ἀπὸ Σωσιστράτου καὶ Πυθ(ο)κλέος,* **12** *Ἀντιγένεος* (bei Fouc. *°γένεος*), **13** *Βαχχίου*, **17** *Ξενενωνος* d. i. *Ξέν⟨εν⟩ωνος,* **18** *ἐ*[*κ*] (Fouc. *ἐκ*]), **22** *αὐτῶν* (Fouc. *αὐτῶ*[*ν*]), **24** [*π*]*αρά* .... *ἀ*[*π*][*ελ*]*ευ°*, **26** _ΙΜΙ..ΤΟΥ, Umschrift [*Εὐαινέτ*]*ου τῶν .... υἱῶν αὐτῶ*[*ν*] (Fouc. *αὐτ*[*ῶν*] *τὸ*), **27** [*τ*]*ό*, **28** ΑΙΙ ΑΙΟΥ, Umschrift *Ἀ*[*γν*]*αίου* (Fouc. *Ἀγναίου* ohne jede Angabe), **29** [*τᾶ*]*ς ἀπελευθερωθείσας* (Fouc. [*τᾶς*]), **30** *Νικοβόλου το*[*ῦ*] *Ἀλεξά°* (Fouc. *τοῦ Ἀλεξ°*), **31** *δέκα* [*πέ*]*ν*[*τε πα*]*ρά* (Fouc. **δεκαπέντε**

---

[*Παρὰ*]), **32** *Ἀπολλοφάνεος* [*τᾶς ἀπε*] | **33** ΤΟΥ_, Umschrift *τοῦ* ....., wo Fick *Ἐ[χία]* (Fouc. *τοῦ Ε* .....), **34** *Καλλικλέα* [*τὸ ἐ*]*κ* (Fouc. Z. 35 [*ἐ*]*κ*), **35** *παρὰ* ΒΟ||ΤΟΡ°, Umschrift, *Βο[υ]τόρμας* (so auch Fouc.), **36** *ἀπὸ Ἐρα τοσθ°*, **37** *νόμου στα τῆρες*, **38** *Λυβίσκου τοῦ Ἀστο* (Fouc. *Λυκίσκου* wie Heuzey), **39** *Παρμενί χας*, **40** *Δαμοθοίνου καὶ Νικοκράτεος τοῦ Ἀ στο°*, **42** *Μεγαλαρτίου*, **43** *ἑξάμηνον* | *Νικοκράτεος*, **44** *οἱ ἀπελευθερωθέ[ν]τες* (Fouc. °*εν τες*), **45** *ἀπὸ Ἀγοραίου τοῦ Ζωίλου*, **46** *δέκα πέντε. παρά* | **47** *τᾶς ἀπελευθερωθεῖσα[ς]* (Fouc. °*ας*), **48** *τὸ ἐκ τοῦ νόμου στατῆρες δέ κα*, **49** *Θεμιστίου τριακάδι* (Fouc. *τρι[ακ]άδι*), **50** *ἀπελε[υθε]ρωθεῖ σα* (Fouc. *ἀπελευθερωθεῖσα*), **51** *Παρμεν[ίσκο]υ ἔδω κε* (Fouc. *Παρμενί[σκο]υ*), **52** *στ[ατῆ]ρας δέ κα*, **53** *Ὁμολωίου τριακάδι Σωσώ*, **54** *ἀπελευθερωθεῖσα ἀπὸ Εὐμήλου* (Fouc. davor *Σ[τ]ρατο°*), **55** *τᾶι πόλει τὸ ἐκ τοῦ νόμου* **56** *Ὁμολωίου ια' παρὰ Εὐ [φ]ροσύνας*, **58** *τὸ ἐκ τοῦ*, **59** *στατῆρες δέκα πέντε.* **60** *Γυρτωνίου*, **64** (Fouc. *ἀπελευθ(ε)ρωθεῖσα*) *τοῦ* ΓΕ ΥΛΟΥ, Umschrift *Γε[ρ]ύλου* (so auch Fouc.), **65** *τὸ* (*ἐ*)*κ* — viell. richtiger *τὸ 'κ τοῦ* zu schreiben — .... *στατῆ ρας*, (Fouc. *τὸ* (*ἐ*)*κ τοῦ* | *νόμου*), **66** *Μνασαρέτου ἀπελευ θερ°* (Fouc. *Μνασιαρέτου ἀπελευ θερω°*), **67** *Μνασαρέτου* ... *καὶ* | ||*λλιβούλας* (Fouc. *κα[ὶ]* | [*Κα*]*λλι°*) **68** *Νικοβού . ας*, **69** *τὸ ἐκ τοῦ* | [*ν*]*όμου* (Fouc. *νόμου*), **71** *ὁ ἀπελευθερωθε [ί]ς*, (Fouc. davor *Ζήν[ω]ν*), **72** *ἔδωκε⟨ε⟩ν* oder *ἔδωκε⟨εν⟩ τᾶι πό λει*, **74** *Ἁρμοδίου* (Fouc. *Ἁρμοδίο[υ]*) **75** [*ὁ ἀπ*]*ελ°* (Fouc. *ἀπελ°*) .... *ἔδωκε τᾶ[ι πό]* (Fouc. *τᾶι* | *πόλει*). **77** L| ||K | |ιΤΙΟΣ||| (fehlt bei Foucart).

**1461 II.**

*Στραταγέοντος Ἰταλοῦ τοῦ Φιλίσκου Γυρ τωνίου, ταμιεύοντος δὲ ὅλον τὸν ἐνιαυτὸν* | *Σωσιστράτου τοῦ Ἀντιγένεος οἱ ἀπελευ θερωθέντες κατὰ τὸν νόμον·* || *μηνὸς Διονυσίου, Πηκτὶς Σωσία ἀπε[λ] ευθερωθεῖσα ὑπὸ Ἀντιγόνου τοῦ Σω|σάνδρου ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ* | *νόμου, στατῆρας δέκα πέντε.* | *Ἀντιφάνης Σιμάδα τοῦ Ξανθία καὶ Φιλοδ[ό]|[ξ]ας Ἀσάνδρου ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμ [ου], στατῆρας δέκα πέντε.* | *Ἀταλάντα Ἀλεξάνδρου ἀπελευθερωθε[ῖσ]α [ὑ-* oder *ἀ]πὸ Ἀταλάντας τᾶς Δάμωνος ἔδωκε τᾶ[ι]* | *πόλει τὸ ἐκ τοῦ νόμου, στατῆρας δέκα πέν[τε].* || *Μεγαλαρτίου, Τυραννίας Ἑρμία⟨ι⟩ ἀπελε[υ] θερωθεὶς ὑπὸ Κλείσκας τᾶς Εὐρύτο[υ]* | *ἔδωκε τᾶι πόλει στατῆρας δέκα πέντε.* | *Πυθόνικος Ἀρχέα ἀπελευθερωθεὶς* | *κατὰ διανόησιν ὑπὸ Ἀρχέα τοῦ Θεοκρίτου* || *ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου, στατῆ[ρ] ας δέκα πέντε. Εὐτυχίδας Ἁρμοδίου* | *ἀπελευθερωθεὶς ὑπὸ Ἁρμοδίου τοῦ Φι λώτα ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ ν(ό)μου,* | *στατῆρας δέκα πέντε.* ΑΓΝΑΝΑΙΟΥ (Lolling *Ἀγ[να]ίου*,) || *Σωσιβία Ἀντιφάνεος ἀπελευθερωθεῖ [σ]α ὑπὸ Σιμάδα τοῦ Ξανθία ἔδωκε τᾶι πό λει τὸ ἐκ τοῦ νόμου, στατῆρας δέκα πέν[τε].* | *μηνὸς Θεμιστίου νουμηνία, Δημ[όφιλ-?] ος Ἀγησάνδρου ἀπε[λευ]θ[ερ]ωθεὶς ἀπ[ὸ]* || *Ἀγησάνδρου τ[οῦ* .....]*ου ἔδωκε τᾶι* | *πόλει [τὸ] ἐ[κ] τοῦ [νόμου], στατῆρας δέκα* | ⟨Anfang der Zeile unbeschrieben, am Schluss:⟩ *πέντε.* | [....., Lolling *Ἑλλ?*]*αδίκα Θύρσου ἀπελευθερωθεῖσ[α ὑπ-* oder *ἀπ*]*ὸ Σ[ω]σίβου* — Lolling *Σωσιβ(ί)ου* — *τοῦ Πυθίωνος ἔδω||κε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου, στατῆ ρας δέκα πέντε.* - - *Σώπατρος Ζωπύ ρου ἀπελευθερωθεὶς ὑπὸ Ἐπικράτεος* | *τοῦ Ἐπιλάου κατὰ διανόησιν ἔδωκε τᾶι π[ό] λει τὸ ἐκ τοῦ νόμου, στατῆρας δέκα πέν||τε. Φιλουμένα Ἀπολλωνίου ἀπε-*

---

*λευθε|ρωθεῖσα ὑπὸ Δαμοθοίνας τᾶς Φιλοξένου | ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου στατῆ|[ρ]ας δέκα πέντε.* - (-) *Δημήτριος Σωσιβίου ἀπε|λευθερωθεὶς κατὰ διανόησιν ὑπὸ Φυλάξω||νος τοῦ Ἀντιφάνεος ἔδωκε τ[(ᾶ)]ι* — Stein ΤΛΙ — *πόλει τὸ ἐκ τοῦ νόμου στατῆρας δέκα πέντε. | μηνὸς Δεμάτρου* (Lolling *Δαματρίου?*), *Σωσύλα Σφαίρου ἀπελε[υ]|θερωθεῖσα ὑπὸ Τιμοκράτεος τοῦ Πυρίνου* (Lolling *Πυ(ρ)ρίνου*) | *ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου στατῆρας || δέκα πέντε. μηνὸς Ἑκατομβίου* (Lolling *Ἑκατομβ(α)ίου*), *Βουτόρμα | Πυρρίνου ἀπελευθερωθεῖσα ἀπὸ Πυρρίνου | τοῦ Θεοδώρου ἔδωκε τᾶ πόλει τὸ ἐκ το[ῦ νό]|μου στατῆρας δέκα πέντε. μηνὸς Ὁμολ[ωίου], | Εὐβιότα Ξένωνος ἀπελευθερωθεῖσ[α ὑπὸ* oder *ἀπὸ Ἀντι]||γόνου τοῦ Σωσάνδρου ἔδωκε τὸ ἐκ το[ῦ νόμου] στατῆρας δέκα πέντε. | [μ]ηνὸς Θυίου, Μελέτα, Μοῦσις, Νικίας οἱ Με[νε]κλέος ἀπελευθερωθέντες ὑπὸ Μενε[κλέος] | τοῦ Νικασιμάχου ἔδωκαν ἕκαστος αὐ[τῶν] || τὸ ἐκ τοῦ νόμου στατῆρας δέκα πέντε, | παραμενοῦντι δὲ οἱ προγεγραμμένοι παρὰ [Μενε]|κλεῖ, ἕως ἂν ζῆι. Κλεοπάτρα Σωτηρίχου ἀ[πε]|λευθερωθεῖσα ὑπὸ Μενίσκας τᾶς Μνασιθ[έου] | καὶ Ἐπιλάου καὶ Μνασιθέου καὶ Ἀγησαρέτο[υ] || τῶν Ἐπικράτεος ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ | νόμου στατῆρας δέκα πέντε. Εὐφροσύνα Σω[σι]|[γ]ένεος ἀπελευθερωθεῖσα ὑπὸ Μελανίπας* (Lolling *Μελανίπ(π)ας*) *τᾶς Σ[ω]|[σ]ιγένεος ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου στατῆ||[ρ]ας δέκα πέντε.* - *Διονύσιος Εὐβοίου ἀπελευθερ[ω]|[θ]εὶς ὑπὸ Δικαιοπλούτας Εὐβοίου ἔδωκε τᾶι πό|[λ]ει τὸ ἐκ τοῦ νόμου στατῆρας δέκα πέντε. | [Ε]ὐπορία ἀπελευθερωθεῖσα ἀπὸ* . . . . . . . . . | . . ΑΓ Ν∧ . *[ἔδω]κε τᾶι πόλει* —

Foucart's Publikation hat folgende Abweichungen: Zeile **1** *Ἰτα[λοῦ τ]οῦ*, **5** *Πηκτίς . . . . ἀπε|λευ*°, **7** *ἔδωκεν*, **9** „La mention du père n'accompagne jamais le nom propre au génitif qui suit le nom de l'esclave. Une ligne a été omise et il devait y avoir: *Ἀντιφάνης Σιμάδα [ἀπελευθερωθεὶς ὑπὸ | Σιμάδα] τοῦ Ξανθία καὶ Φιλολ . . . .*, **10** *[τ]ᾶς*, am Ende *νόμου |*, **12** *ἀπελευθερωθε[ῖ]|[σ]α ὑπὸ*, **13** *τᾶι*, **14** *πέντε*, **15** *ἀπελευ|*, **16** *Εὐρύτου*, **18** *°θείς*, **20** *στατῆρας*, **21** *Εὐτ*°, **23** *νόμου*, **25** *°θεῖσ|α*, **26** *τᾶι | πόλει*, **27** *πέντε*. **28** *Δη[μήτρι]|ος*, **29** *ἀπε[λευθερ]ωθεὶς ἀπὸ* , **31** *πόλε[ι τὸ ἐκ] τοῦ [νόμου] στατῆρας δεκαπέντε.* Von Fouc. nicht als besondere Zeile gerechnet, deshalb Lollings Zeile 33 = Fouc. 22 u. s. w., **32** . . . . . *αδικα*, **33** *Σωσιβ(ί)ου*, **38** *πό|λει*, **42** *στατῆ|ρας*, **45** *τᾶι πόλει τὸ ἐκ |*, **47** *ἀπελευ|θερ*°, **51** *ἀπὸ Πυρρίνου*, **52** *τᾶι πόλει τὸ ἐκ τοῦ νό|μου*, **54** . . . . *γόνου*, **55** *τὸ ἐκ τοῦ [νόμου] |* **57** *μηνός*, *Με[νε]|[κ]λέος*, **59** *[τοῦ]*, **61** *παραμένουντι*, **62** *[ἀπε]|λ*°, **63** *Μνασι[θέου]*, **65** *[τ]ῶν*, **68** *στατῆ|ρας*, **69** *ἀπελευθερωθείς*, **70** *(τᾶς)* vor *Εὐβοίου*, am Ende *πόλ[ει]*, **73** . . Α . . . . ΤΑ . *ἔδω]κε*.

*'Αλέω[ν]* 1462 Münzen.
*ἁλικίας* 1459$_{7}$.
*'Αλιώτα*(?) gen. 1458$_{9}$.
*ἄλλοις* 1439$_{10}$, 1440$_{10}$, 1441$_{13}$, 1445$_{7}$, 1447$_{15}$, 1456$^{a}_{9}$, 1456$^{b}_{16}$, 1457$^{a}_{6}$, 1457$^{b}_{15}$, 1458$_{7}$, 1459$_{12}$, [1444$_{9}$, 1446$_{8}$].
*ἁμετέραι* dat. 1447$_{6}$.
*'Αμεύνωνος* („besser *'Αμεύσωνος*" Fick) 1451$^{b}_{23}$.
*'Αμμίας* 1448$^{a}_{11}$.
*'Αμύνανδρος* 1453$_{1}$.
*'Αμύντα* gen. 1440$_{2}$.
*'Αμωμή[του]* 1449$_{10}$.
*ἄν* 1461II$_{62}$.
*ἀναγραφά* 1461I$_{4}$.
*ἀναστροφᾶι* 1447$_{11}$.
*ἀναστροφάν* 1447$_{6}$.
*ἀνδρί* 1447$_{7}$.
*'Ανδρομένεος* 1447$_{5, 11}$.
*'Ανδρώ* nom. 1471$_{1}$.
*ἀνέγρ[αψε]* 1451$^{a}_{2}$.
*ἀνεστραμμένος* 1447$_{6}$.
*ἄνευ* 1447$_{8}$.
*'Αντάνδρου* 1448$^{a}_{7}$.
*'Αντιγένεος* 1440$_{12}$, 1461 I$_{9, 62}$, II$_{3}$, °*γέ*° 1461I$_{12}$.
*'Αντιγόνου* 1461II$_{6}$, °[(*γ*)]*όνου* 1458$_{10}$, St. °*πόνου* [*'Αντι*]° 1461II$_{54}$.
*'Αντικράτεος* 1451$^{b}_{27}$.
*'Αντιμάχου* 1448$^{a}_{6}$.
[*'Α*]*ντί*[*π*]*α*[*τρος*] 1466$^{b}_{1}$.
*'Αντιφάνεος* 1461 II$_{25, 45}$.
*'Αντιφάνης* 1461II$_{9}$,
*ἀξίως* 1440$_{6}$, 1441$_{5}$.
*ἀπ'* c. gen. 1440$_{2}$.
*ἅπαντα* acc. sg. 1439$_{9}$, 1441$_{13}$, 1447$_{14}$, 1456$^{a}_{6}$, 1456$^{b}_{17}$, 1457$^{a}_{5}$, 1457$^{b}_{13}$, 1458$_{6}$, 1459$_{11}$, [1445$_{6}$], °[*αντα*] 1440$_{9}$, [*ἅπα*]° 1444$_{9}$.
*ἅπαντα* nom. pl. 1458$_{8}$.
*ἀπελευθέρα* 1449$_{10}$.
*ἀπελεύθεροι* 1448$^{a}_{5, 6}$, °*οι* 1450$_{2}$, °[(*ι*)] 1448$^{a}_{2}$, St. *ν*, *ἀπελεύθερο*[*ι*] 1449$_{2}$.
*ἀπελεύθερος* 1448$^{a}_{3, 4, 11}$.
*ἀπελευθερωθείς* 1461II$_{22, 37, 43}$, [*ἀπ*]° 1461I$_{75}$, °*θε*[*ί*]*ς* 1461I$_{71}$, °[*υ*]° 1461II$_{15}$, °*θείς* 1461II$_{18}$, °[*ωθ*]° 1461II$_{69}$, *ἀπε*[*λευ*]*θ*[*ερ*]° 1461II$_{39}$.
*ἀπελευθερωθεῖσα* 1461 I$_{54, 64}$, II$_{49, 51, 67, 73}$, °*ευ*[*θ*]° 1461I$_{66}$, *ἀπελε*[*υθε*]*ρωθεῖσα* 1461I$_{50}$, °[*λ*]° 1461II$_{5}$, °[*ῖσ*]*α* 1461II$_{12}$, °[*σ*]*α* 1461II$_{25, 33}$, °[*σα*] 1461II$_{54}$, °[*υ*]° 1461II$_{47}$, *ἀ*[*πε*]° 1461II$_{62}$.
*ἀπελευθερωθεισᾶν* 1461I$_{57}$.
*ἀπελευθερωθείσας* gen. 1461I$_{7, 10, 29, 34}$, *ἀ*[*πελ*]*ευ*° 1461I$_{24}$, [*ἀπε*]° 1461I$_{32}$, °[*ς*] 1461I$_{47}$.
*ἀπελευθερωθέντες* 1461I$_{62}$, II$_{3, 58}$, *ἀπελευθερωθέ*[*ν*]*τες* 1461I$_{44}$.
*ἀπελευθερωθέντος* 1461 I$_{14, 17, 20, 39}$.
*ἀπελευθέρων* 1461I$_{5}$.
*'Απελλαίου* 1451$^{c}_{12}$ Monatsname.
*ἀπό* c. gen. 1448$^{a}_{12}$, 1461I$_{7, 10, 14, 18, 21, 25, 30, 33, 36, 39, 45, 48, 51}$ (vor Voc.), $_{54, 58}$, II$_{72}$, [1459$_{7}$, 1461 II$_{54}$ (oder *ὑπό*?)] °[*ό*] 1461II$_{29}$, [*ἀ*- oder *ὑ*]*πό* 1461II$_{13}$, [*ἀπ*- oder *ὑπ*]*ό* 1461II$_{34}$.
*ἀπόδεξι*[*ν*] 1440$_{6}$, (Lebas °*δε . ξι .*).
*ἀποδοθῆμεν* 1447$_{10}$.
*'Απολλο .* 1451$^{a}_{5}$.
*'Απολλοδώρου* 1451$^{c}_{10}$.
*'Απολλοφάνεος* 1461I$_{22}$.
*'Απολλωνίδ*[*α*] 1448$^{a}_{3}$, [*'Απολ*]*λωνίδα* 1448$^{a}_{8}$.
*'Απολλώνιος* 1451$^{a}_{2}$.
*'Απολλωνίου* 1461 II$_{40}$.
*ἀργυρίου* 1453$_{6}$.
*'Αρέου* 1449$_{4}$ Monatsname.
*'Αρισ*[*το .*] 1451$^{c}_{7}$.
*'Αριστοβούλου* 1457$^{b}_{11}$.
*'Αριστοκλῆς* 1448$^{a}_{5}$.
[*'Αρι*]*στοκράτει*[*α*] 1473$_{1}$.
*'Αριστοκράτεος* 1461 I$_{45}$, *'Αρι*[*σ*]*το*[*κρ*]° 1450$_{3}$.
*'Αριστονίκου* 1449$_{8}$ zw., [*'Α*]° 1461$_{8}$.
*'Αριστόπολις* 1466$^{c}_{1}$.
*'Αριστοῦς* gen. 1461 I$_{57}$.
*'Αρί*[*στ*]*ων*[*ος*] 1450$_{12}$, *'Αρίστωνο*[*ς*] 1449$_{6}$.
*'Αρμοδίου* 1461 I$_{74, 75}$, II$_{21, 22}$.
*'Αρσινοέος* 1439$_{2}$ Ethn.
*'Αρτέμιδι* 1464$_{6}$, 1465$_{4}$, [*'Αρτ*]° 1473$_{3}$.
*'Αρχέα* gen. 1461 II$_{18, 19}$.
*'Α*[(*ρχ*)]*ελάου* 1448$^{a}_{4}$, St. *'Αμε*°.
*'Αρχικλέος* 1449$_{12}$ zw.
*ἀρχόντων* 1439$_{11}$, 1441$_{15}$, 1444$_{8}$, 1456$^{a}_{9}$, 1456$^{b}_{18}$, 1457$^{a}_{7}$, 1457$^{b}_{16}$, 1459$_{2}$, [1445$_{7}$], °*ων*⟨*ν*⟩ 1458$_{8}$, °[*των*] 1440$_{12}$, *ἀ*[*ρ*]*χόν*[*των*] 1446$_{3}$.
*'Αρχωνος* 1451$^{b}_{21}$.
*'Ασάνδρου* 1461II$_{10}$.
*'Ασκλαπιάδα* gen. 1467$_{1}$.
*'Ασσαίου* 1461I$_{20}$.
*'Αστοκλέα* gen. 1461I$_{38, 40}$.
*'Αστυφίλου* 1451$^{c}_{4}$.
*ἀσυλίαν* 1439$_{7}$, 1440$_{8}$, 1447$_{18}$, 1456$^{a}_{4}$, 1456$^{b}_{15}$, 1457$^{a}_{3}$, 1457$^{b}_{12}$, 1458$_{4}$, 1459$_{10}$, °[*ν*]° 1446$_{7}$, [*ἀσυ*]*λ*[*ίαν*] 1444$_{6}$, *ἀσυλ*[*ίαν*] 1445$_{4}$, (Pitt. °*λία*[*ν*]).
*ἀσφάλεαν* (sic!) 1457$^{a}_{2}$.
[*ἀσφάλει*]*α* 1440$_{12}$.
*ἀσφάλειαν* 1440$_{8}$, 1441$_{10}$, 1447$_{13}$, 1456$^{a}_{4}$, 1456$^{b}_{15}$,

$1441_{14}$, $1447_{15}$, [$1444_{10}$, $1459_{13}$], δίδ[οται] $1458_{8}$.
Δικαία[ς] $1448^{a}_{4}$, (Leb. °Κ/.ΙΔ.)
Δικαι[(ν)]έτα nom. $1464_{2}$ St. ΙΡΕ°.
Δικαινέτας gen. 1461 $I_{47}$.
Δικαιοβούλα $1465_{1}$.
Δικαιοπλούτας gen. 1461 $II_{70}$.
Δικαιώ nom. $1467_{1}$.
Διοκλῆς $1448^{a}_{6}$.
[Δ]ιομεν[είας] $1451^{b}_{1}$, St. °μελ°.
[Δι]ομήδ[εος] $1466^{b}_{2}$.
Διομήδης $1466^{a}_{1}$.
Διονύσιος 1461$II_{69}$, [Διονύ]° $1451^{a}_{7}$.
Διονυσίου 1461 $I_{71}$, $II_{5}$ Monatsname.
Διοφάντου 1461$I_{6}$.
[Δ]όξα nom. 1461$I_{64}$.
Δορκίων $1451^{b}_{4}$.
Δρώπακος $1439_{14}$.
Δωροθέου 1461$I_{72}$.
Δωσιθέου $1450_{9}$.

Ε. $1451^{b}_{38}$.
ἐγγόνοις $1447_{12}$.
[ἔγγυ]οι $1444_{10}$.
ἔγγυος $1440_{13}$, $1447_{16}$, $1459_{13}$, [ἔγγυ]ος $1445_{10}$, °[υος] $1441_{17}$.
ἔγκτησιν $1441_{9}$, $1459_{10}$, $1445_{4}$, (Pitt. ἔγκτησιν) ἔγ[κτη]σ[ιν] $1440_{8}$.
ἔδοξε $1440_{1}$, $1441_{1}$, $1447_{10}$, [ἔδ]° $1459_{8}$.
ἔδωκαν $1445_{1}$, 1461$II_{59}$, [ἔδ]° $1444_{5}$, [ἔ]δωκ[α]ν $1446_{5}$.
ἔδωκε $1453_{3}$, $1456^{a}_{2}$, $1456^{b}_{12}$, $1457^{b}_{10}$, $1458_{1}$, 1461 $I_{46, 51, 56, 65, 69, 75}$, $II_{7, 10, 13, 17, 20, 23, 26, 30, 34, 38, 42, 45, 49, 52, 55, 65, 68, 70}$, [$1457^{a}_{1}$], °κε⟨εν⟩ oder °κε⟨ε⟩ν 1461 $I_{72}$, [ἔδω]κε 1461$II_{72}$.
ἔθνεο[ς] $1440_{4}$.
εἶμεν $1439_{5}$, εἶμ[ε]ν $1440_{6}$ (Leb. ΕΙ..Ν).
εἶναι $1441_{6}$.
εἴπαντος $1447_{5}$.
Εἰράνα nom. $1450_{4}$.
Ε[ἰρ]άνας gen. 1461$I_{6}$.
εἰράνας $1441_{11}$, $1445_{5}$, $1446_{8}$, $1447_{14}$, $1456^{a}_{6}$, $1456^{b}_{16}$, $1457^{b}_{13}$, $1458_{5}$, (Leb. ΕΡΓΑ°) $1459_{11}$, [$1440_{9}$], εἰράνα[ς] $1439_{10}$, ε[ἰρά]ν[ας] $1444_{7}$, εἰ[ρά]νας $1457^{a}_{5}$.
ἐκ c. gen. 1461$I_{6, 12, 15, 23, 27, 30, 37, 41, 46, 48, 52, 55, 58, 59, 76}$, $II_{7, 10, 14, 20, 23, 27, 35, 39, 42, 45, 49, 52, 55, 60, 65, 68, 71}$, [ἐ]κ 1461 $I_{34}$, ἐ[κ] 1461$I_{18}$, (ἐ)κ 1461$I_{65}$, ἐ[κ] 1461$II_{31}$.
ἑκάστας gen. 1461$I_{59}$.
ἕκαστος 1461$II_{59}$.
Ἑκατομβίου 1461 $II_{50}$, Loll. °β(α)ίου Monat.
ἐκγόνοις $1439_{7}$, $1440_{9, 11}$, $1441_{12}$, $1445_{6}$, $1456^{a}_{7}$, $1456^{b}_{17}$, $1457^{a}_{6}$, $1457^{b}_{14}$, $1458_{6}$, $1459_{9}$, [$1444_{8}$], [ἐκγό]° $1446_{9}$.
ἐκκλησίαι dat. $1459_{2}$.
ἐ(κ)κλησίας $1447_{4}$.
[Ἑλλ?]αδίκα nom. 1461 $II_{33}$.
Ἑλλανοκράτεια $1466^{a}_{3}$.
ἐμβολίμου 1461$I_{71}$.
ἐν c. acc. $1440_{9}$, $1447_{14}$, $1449_{3}$, $1453_{3, 5}$, $1456^{a}_{6}$, $1457^{a}_{5}$, $1457^{b}_{13}$, $1459_{11}$, [$1441_{4}$, $1444_{9}$, $1445_{6}$], [ἐ]ν $1440_{8}$, $1456^{b}_{17}$, ἐ[ν] $1450_{2}$, $1458_{5}$, [(ἐ)]ν $1448^{a}_{2}$.
ἐν c. dat. $1440_{4}$, $1446_{3}$, $1447_{3, 6}$, [$1441_{5}$, $1459_{1}$].
ἔνγυοι $1439_{14}$ Pitt. ΕΓ-ΣΥΟΙ.
ἔνγυος $1456^{a}_{10}$, $1456^{b}_{19}$, $1457^{a}_{8}$, $1457^{b}_{16}$, $1458_{9}$, ἔν[γυος] $1446_{10}$.
ἐνιαυτόν 1461$I_{61}$, $II_{2}$.
ἔνκτησιν $1439_{8}$, $1447_{13}$, $1456^{a}_{4}$, $1456^{b}_{15}$, $1457^{a}_{8}$, $1457^{b}_{12}$, $1458_{4}$ (Lebas ἔντησιν) [ἔ]ν[κ]τ[η]σιν $1446_{6}$.
ἐνλείπων $1447_{9}$.
ἐντυνχάνοντας $1447_{8}$.
ἑξάμηνον 1461$I_{3, 43}$.
ἐπαινέσαι $1447_{10}$, $1459_{8}$.
ἐπέβαλλε $1447_{7}$.
ἐπεδέξατο $1447_{9}$.
ἐπεί $1447_{5}$, [$1459_{5}$].
ἐπειδή [$1440_{2}$, $1441_{2}$].
ἐπεμνάσθη $1440_{5}$, °[θη] $1441_{5}$.
[ἐπ]έων $1441_{3}$, Conjektur Ficks, Pitt. ]ιτων, Steph. ]ων ἐ[πέων] $1440_{2}$.
ἐπί c. acc. $1447_{9}$.
ἐπί c. dat. $1447_{9, 11}$.
Ἐπιάλου $1457^{a}_{8}$, $1457^{b}_{16}$, °[άλου]? $1440_{13}$.
[ἐ]π[ι]δαμίαν $1447_{6}$.
ἐ[πιδείξεις] acc. pl. $1440_{2}$.
Ἐπικράτεος 1461$II_{37}$.
Ἐπίκτησις $1469_{1}$.
Ἐπιλάου 1461$II_{38, 64}$.
Ἐπιμένεος $1458_{9}$.
ἐπινομίαν $1441_{9}$, $1456^{a}_{3}$, $1456^{b}_{14}$, $1458_{3}$, [$1444_{6}$], °ο° $1439_{7}$, °ο° $1440_{8}$, [ἐπινομί]αν $1445_{3}$, °[νομίαν] $1457^{a}_{2}$, °[μί]αν $1457^{b}_{11}$, [ἐπινο]μίαν $1459_{10}$.
ἐπιτάδευμα $1447_{11}$.
ἐπι[τ]αδεύματος $1447_{7}$.
ἐποιεῖτο $1447_{7}$.
ἐποιήσατο $1440_{4}$, °τ[ο] $1441_{4}$.
Ἐρατοσθένεος 1461 $I_{36}$.

*μισθοῦ* 1447$_{8}$.
*Μνασαρέτου* 1461I$_{66, 67, 68}$.
*Μνασιθέου* 1461II$_{64}$, °[*έου*] 1461II$_{63}$.
*Μοσχίων* 1451$b_{14}$.
*Μοῦσις* nom. 1461II$_{57}$.

*Νεοπτόλεμος* 1456$b_{20}$.
*Νεοπτολέμου* 1439$_{15}$.
*Νέωνος* 1440$_{12}$.
*Νίκα* nom. 1449$_{9}$.
*Νικα* . 1447$_{3}$.
*Νίκανδρος* 1449$_{4}$.
*Νικά*[*νδρου* oder -*νορος*] 1445$_{10}$.
*Νικάνορος* 1450$_{8}$.
*Νικάνωρ* 1450$_{8}$.
[*Νικαρίσ*]*του* 1449$_{8, 9}$.
*Νικασίας* nom. 1449$_{5}$.
*Νικασιβούλου* 1449$_{2}$, °[*λου*] 1449$_{11}$, [*Νικασιβο*]° 1449$_{11}$.
*Νικασιμάχου* 1461II$_{59}$.
*Νικασίππου* 1439$_{12}$.
*Νικήφορος* 1448$^{a}_{3, 8}$.
*Νικηφό*[*ρ*]*ου* 1448$^{a}_{8}$.
*Νικίας* nom. 1461II$_{57}$.
*Νίκιππος* 1445$_{10}$, bei Pitt. ganz wenig Reste *Νί-κιππος*.
*Νικο* . 1445$_{8}$.
*Νικοβόλου* 1461I$_{30}$.
*Νικοβού*[*λ*]*ας* gen. 1461I$_{68}$.
*Νικοβούλου* 1459$_{14}$.
*Νικοδάμου* 1446$_{4}$, 1447$_{3}$.
*Νικοκράτεος* 1461I$_{40, 44}$.
*Νικόμαχον* 1439$_{4}$.
*Νικομάχου* 1456$b_{19}$, 1458$_{9}$.
*Νικομένεος* 1461I$_{18}$.
*Νίκωνος* 1449$_{9}$. *Νίκωνος* 1451$b_{2}$.
*Ν . . . λου* 1449$_{14}$.
*Ν*[*ό*]*θωνος* (?) 1440$_{12}$.
*νόμον* 1461I$_{63}$, II$_{4}$.
*νόμου* 1461I$_{8, 12, 15, 19, 23, 27, 31, 35, 41, 46, 48, 52, 55, 59, 65, 70, 76}$, II$_{8, 11, 20, 27, 35, 39, 42, 46, 49, 60, 66, 68, 71}$, [1461 II$_{31, 55}$], [(*ν*)]° 1461I$_{37}$ (St. ΜΟΜΟΥ) *νόμ*[*ου*] 1461II$_{10}$, *ν*(*ό*)° 1461II$_{23}$, [*νό*]° 1461II$_{52}$.
*νουμηνία* dat. 1461II$_{28}$.
*Νουμηνίου* 1451$^{b}_{8}$, 1461I$_{58}$. °[*μηνίου*] 1446$_{3}$. *Νου-*[*μηνίου*] 1446$_{2}$.
*Νυσάνδρου* 1449$_{1}$.

*Ξανθία* gen. 1461II$_{9, 26}$.
*Ξενοῦς* gen. 1448$^{a}_{12}$.
*Ξενοφῶν*[*τος*] 1451$^{c}_{13}$.
*Ξένωνος* 1461II$_{54}$, *Ξέ-ν*⟨*εν*⟩*ωνος* 1461I$_{17}$, *Ξέ-νωνος* 1450$_{8}$ (Lebas Σ) 1450$_{13}$ (Pitt. *Το*).

*ὁ* 1461I$_{71}$, [1461I$_{75}$].
*οἱ* 1459$_{5}$ (fehlt im Texte) 1461I$_{44, 62}$, II$_{3, 57, 61}$, [1444$_{5}$].
*οἰκίας* 1439$_{8}$, 1441$_{9}$, 1445$_{5}$, 1446$_{7}$, 1447$_{13}$, [1440$_{7}$].
*οἷς* 1440$_{4}$.
*ὅλον* acc. masc. 1461I$_{61}$, II$_{2}$.
*Ὀλυμπιάς* 1451$^{b}_{10}$.
*Ὁμολωίου* 1461I$_{53, 56}$, °[*ω-ίου*] 1461II$_{53}$ Monatsname.
*Ὀναιου* 1440$_{14}$ (ob *Ὀναίου*).
*Ὀ*[*ν*]*ατογένεος* 1461$_{1}$ so Fick st. *Θε*[*μι*]*στο*°.
*Ὀνομάρχου* 1445$_{9}$, Pitt. *Ὀνο*⟨*ν*⟩*μά*(*ρ*)*χου* *Ὀν*[*ο-μάρχου*] 1446$_{4}$.
*ὄντι* 1456$^{b}_{13}$, 1458$_{2}$.
*ὅσα* nom. 1439$_{10}$, 1441$_{13}$, 1445$_{7}$, 1447$_{15}$, 1456$^{a}_{8}$, 1456$^{b}_{17}$, 1457$^{a}_{6}$, 1458$_{7}$, *ὅ*[*σα*] 1440$_{10}$, [*ὅ*]° 1444$_{9}$, 1459$_{12}$, [*ὅ*]*σα* (?) 1446$_{8}$, *ὅσ*[*α*] 1457$^{b}_{14}$.
*οὗ* 1447$_{7}$.
*οὐθέν* 1447$_{9}$.

*Παιδίνου* 1466$^{a}_{2}$.
*Πανάμου* 1449$_{14}$ Monatsname.
*πάντα* acc. sg. 1441$_{8}$.
*πάντα* nom. 1439$_{11}$, 1440$_{10}$, 1456$^{a}_{8}$, 1456$^{b}_{18}$, 1457$^{b}_{15}$, 1459$_{13}$, [1444$_{10}$, 1445$_{7}$], °[*ν*]° 1441$_{14}$, [*π*]*άντα* 1457$^{a}_{7}$.
*πάντα* acc. pl. 1447$_{15}$.
*Παντ*(*ί*)*ας* 1448$^{a}_{9}$.
*πάντων* 1456$^{a}_{5}$, 1456$^{b}_{16}$, 1457$^{a}_{4}$, 1457$^{b}_{13}$, 1458$_{5}$, [1459$_{11}$].
*παρ'* c. gen. 1461I$_{59}$.
*παρά* c. gen. 1447$_{15}$, 1461I$_{6, 9, 13, 16, 19, 28, 35, 38, 43, 56}$, [*π*]° 1461I$_{24}$, [*πα*]*ρά* 1461I$_{31}$.
*παρά* c. dat. 1461II$_{61}$.
[*παραγενομέ*]*ν*[*α*] nom. 1440$_{3}$.
*παραγενόμενο*[*ς*] 1441$_{3}$.
*παρακληθείς* 1447$_{9}$.
*παραμενοῦντι* 3. pl. 1461 II$_{61}$.
*Παρμενίσκου* 1443$_{6}$, °[*ίσ-κο*]*υ* 1461I$_{51}$.
*Παρμενίχας* 1461I$_{39}$.
*Παρμένοντος* 1466$^{a}_{4}$.
*πάσας* gen. 1440$_{6}$.
[*Πανσα-* oder *Λυσα*]*νία* gen. 1450$_{1}$.
*Πα*[*νσα*]*νία*[*ι*] 1444$_{5}$.
*Πελινναεύς* 1447$_{5}$.
*Πελινναῇ* 1447$_{11}$.
*πέντε* 1448$^{a}_{3}$, 1449$_{3}$, 1450$_{2}$, 1461I$_{9, 13, 16, 19, 23, 26, 35, 38, 41, 46, 49, 53, 56, 59, 66, 70, 73, 76}$, II$_{8, 11, 17, 21, 24, 32, 36, 39, 43, 46, 50, 53, 56, 60, 63, 69, 71}$, [*πέ*]*ν-*[*τε*] 1461I$_{31}$, *πέν*[*τε*] 1461 II$_{14, 27}$, immer mit vorhergehendem *δέκα*.

*Σωσάνδρου* 1449$_{13}$, 1461 II$_{6, 55}$, [*Σωσ*]° 1449$_{13, 14}$.
*Σωσία* gen. 1461I$_{55}$, II$_{5}$.
*Σωσιβία* nom. 1461II$_{25}$.
*Σωσιβίου* 1461II$_{43}$.
*Σωσίβου* 1461II$_{34}$ (Loll. *Σωσιβ*(*ί*)*ου*).
*Σω*[*σιγ*]*ένεος* 1461II$_{66}$, *Σ*[*ωσ*]*ιγ*° 1461II$_{67}$.
*Σωσιπάτρου* 1448$^{a}_{2}$, [*Σω*]° 1448$^{a}_{10}$, [*Σωσιπ*]° 1449$_{15}$, °[*πάτρου*] 1449$_{15}$.
*Σωσίπολις* 1468$_{1}$.
*Σωσιστράτου* 1451$^{a}_{6}$, 1461 I$_{11, 61}$, II$_{3}$.
*Σωσίχα* nom. 1451$^{b}_{30}$.
*Σώστρατος* 1451$^{b}_{19}$.
*Σωσύλα* nom. 1461II$_{47}$.
*Σωσύλος* 1448$^{a}_{5, 6}$.
*Σωσώ* nom. 1461I$_{53}$.
*Σωτέλεος* 1448$^{a}_{6}$.
*Σωτηρίδας* 1450$_{12}$.
*Σωτηρίς* 1461I$_{50}$.
*Σωτηρίχου* 1461II$_{62}$.
[*Σω*]*τίμας* gen. 1448$^{a}_{11}$.
*Σώτι-μος* 1439$_{15}$.

*τά* acc. 1447$_{14}$, 1453$_{5}$.
*τᾶ* dat. 1453$_{2}$, 1461I$_{52}$, II$_{52}$.
*ταγευόντων* [1447$_{2}$.]
*ταγῶν* 1447$_{4}$.
*τᾶι* 1441$_{1}$, 1447$_{6, 10}$ zw., $_{11}$ zw., 1459$_{6}$ zw., $_{8}$, 1461I$_{4, 5, 55, 65, 69, 72}$, II$_{7, 10, 17, 20, 23, 26, 30, 35, 38, 42, 49, 65, 68, 70, 73}$, [1440$_{1}$], *τᾶ*[*ι*] 1461I$_{75}$, 1461II$_{13}$, *τ*[(*ᾶ*)]*ι* 1461 II$_{45}$ St. TΛI.
*τάλαντα* 1453$_{6}$.
*τ*[*ά*]*μ* 1440$_{3}$.
[*τα*]*μίας* 1451$^{a}_{1}$.
*ταμιεύοντος* 1459$_{4}$, 1461 I$_{3, 43, 61}$, II$_{3}$, [1449$_{1}$, 1450$_{1}$], °[*ος*] 1448$^{a}_{1}$.
*τάν* 1447$_{6}$, 1450$_{3}$, 1453$_{4}$, 1461I$_{2, 43}$, [1441$_{4}$], [*τά*]*ν* 1440$_{6}$, 1448$^{a}_{2}$, 1449$_{3}$.
*τᾶν* 1461I$_{57}$.
*τᾶς* 1439$_{6, 14}$, 1440$_{7, 13}$, 1441$_{5, 6, 18}$, 1444$_{10}$, 1447$_{4, 16}$, 1448$^{a}_{4, 5, 7, 9, 12}$zw., 1449$_{6, 14}$, 1450$_{3}$, 1451$^{b}_{2}$, 1451$^{c}_{15}$, 1456$^{a}_{10}$, 1456$^{b}_{19}$, 1457$^{a}_{8}$, 1457$^{b}_{16}$, 1458$_{9}$, 1459$_{13}$, 1461I$_{6, 10, 24}$zw.$_{, 29, 32, 36, 40, 47}$zw.$_{, 68, 69}$, II$_{13, 16, 41, 62, 67}$, [1459$_{7}$, 1461I$_{32}$], [*τ*]*ᾶς* 1448$^{a}_{2}$, 1449$_{2}$ (Leb. [*τ*]*ᾶ*[*ς*]), [*τᾶ*]*ς* 1461I$_{7, 29}$, *τᾶς* (?) 1448$^{a}_{11}$, *τᾶ*[*ς*] 1447$_{15}$.
*τὲ* 1447$_{6, 7, 9, 11}$, 1459$_{9}$, *τὲ* 1440$_{4}$.
*τείχη* 1453$_{5}$.
*Τιμαγόρο*[*υ*] 1456$^{b}_{13}$.
*Τιμασιθέου* 1447$_{2}$, 1461 I$_{21, 25, 44}$.
*Τιμοκράτεος* 1461II$_{48}$.
*Τ*[*ιμο*]*νοῦς* gen. f. 1448$^{a}_{6}$.
*Τίσω*[*νος*] (?) 1446$_{10}$ St. *τηο* . . .
*τό* nom. 1461I$_{8, 12, 15, 18, 23, 30, 37, 41, 48, 58}$, II$_{7, 10, 14, 20, 23, 27, 35, 39, 42, 45, 49, 52, 55, 60, 65, 68, 71}$, [1461 I$_{27, 34}$, II$_{31}$].
*τό* acc. 1447$_{9, 11}$, 1461 I$_{5, 46, 52, 55, 65, 69, 73, 76}$.
*τοῖς* 1439$_{10}$, 1440$_{10}$, 1441$_{13}$, 1445$_{7}$, 1447$_{15}$, 1456$^{a}_{8}$, 1456$^{b}_{18}$, 1457$^{a}_{6}$, 1457$^{b}_{15}$, 1458$_{7}$, 1459$_{12}$, [1444$_{8, 9}$, 1446$_{8}$].
*τόμ* 1441$_{8}$.
*τόν* 1439$_{6}$, 1440$_{9}$, 1441$_{12}$, 1447$_{14}$, 1456$^{a}_{5}$, 1456$^{b}_{17}$, 1457$^{a}_{5}$, 1457$^{b}_{13}$, 1458$_{6}$, 1459$_{11}$, 1461I$_{61, 62}$, II$_{3, 4}$, [1444$_{9}$, 1445$_{6}$].
*τοῦ* 1440$_{4, 5, 18}$, 1441$_{16}$, 1444$_{4}$, 1446$_{4}$, 1447$_{3}$ zw., $_{4}$, 1448$^{a}_{2, 4}$ zw., $_{6, 9, 10}$ zw., 1449$_{1, 2, 4, 5, 8}$ zw., $_{11}$ zw., $_{12, 15}$, 1450$_{1}$ (St. *το*[*ῦ*]), $_{5, 7, 8, 14}$, 1451$^{a}_{4}$, 1451$^{b}_{7, 13, 17, 22, 27, 33}$, 1451$^{c}_{2, 6, 13}$, 1459$_{3, 4}$, 1461I$_{1, 3, 7, 8, 12, 13, 14, 15}$ zw., $_{17}$ zw., $_{18, 19, 20}$ zw., $_{23, 27, 31, 33, 35, 37}$ zw., $_{38, 39, 40, 41, 44, 45, 46, 48}$ zw., $_{51, 52, 55}$ zw., $_{58}$ zw., $_{60, 62, 64, 65, 67, 69, 72, 75, 76}$, II$_{3, 6, 7, 9, 10, 14, 19, 20, 22, 23, 26, 27, 34, 35, 38, 39, 42, 45, 46, 48, 49, 53, 55, 59, 60, 65, 68, 71}$, [1447$_{3}$, 1449$_{6, 9, 12, 16}$, 1451$^{c}_{3, 7, 9, 11}$, 1459$_{3, 4}$], *το*[*ῦ*] 1448$^{a}_{5}$, 1461I$_{30}$, *τ*[*οῦ*] 1447$_{9}$, [*τ*]° 1449$_{7}$, *τ*[*ο*]*ῦ* 1450$_{4}$, *τοῦ* 1451$^{a}_{1}$, 1461II$_{1, 31}$, *τ*[*οῦ*] 1461 II$_{30}$, °[*ῦ*] 1461II$_{52, 55}$.
*τούς* 1447$_{8}$, 1448$^{a}_{3}$, 1449$_{6}$, 1450$_{2}$.
*τριακάδι* 1461I$_{53}$, *τριακάδι* 1461I$_{49}$.
*Τυραννίας* 1461II$_{15}$.
*τύχαι* dat. 1439$_{2}$, 1440$_{1}$, 1444$_{1}$, 1445$_{1}$, 1456$^{a}_{1}$, 1456$^{b}_{12}$, 1457$^{b}_{10}$, 1458$_{1}$, [1447$_{1}$, 1457$^{a}_{1}$], *τύχ*]*αι* 1441$_{1}$, [*τύχ*]*α*[*ι*] 1446$_{1}$.
*τῶ* dat. 1447$_{9}$.
[*τ*]*ῶμ* 1440$_{5}$.
*τῶν* 1439$_{1}$, 1440$_{1, 2, 5}$, 1444$_{3}$, 1447$_{4, 8}$, 1450$_{6}$, 1461I$_{4, 11, 22}$zw.$_{, 28}$zw.$_{, 34}$, II$_{65}$, [1439$_{2}$, 1447$_{2}$], *τ*[*ῶν*] 1440$_{4}$.

*υἱῶν* 1461I$_{22, 26, 34}$.
*ὑ*[*παρ*]*χέτω* 1440$_{10}$.
*ὑπάρχοντι* 3. pl. 1459$_{6}$.
*ὑπάρχων* 1447$_{5}$.

# LOKRISCHES REGISTER.

*ϝα* $1478_{1}$, *ά* $1478_{26}$, $1502_{12, 14}$, [$1502_{7}$].
*ἀγαθᾶι* $1476_{1}$, $1502_{1}$, $1503_{1}$ (Leake [*ἀγ*]⁰) 1504 $\text{Ba}_{1}$, $1510_{1}$.
*ἀγαθάν* $1474_{1}$.
*ἀγαθός* $1502_{3}$ in *κἀγαθός*.
*Αγαινέτω* $1492_{1}$.
*Ἀγασίνω* oder *Ἀγασῖνο*[*ς*] $1491_{1}$.
*ϝάγειν* $1479_{1, 3}$.
*ἁγήσατο* $1500_{8}$ (metr.).
*ἁγνοτάτα* $1500_{10}$ (metr.)
*ἀγορᾶι* $1478_{20, 22}$.
*Ἀ*[(*γ*)]*ραστυῶνος* $1477_{2}$, Monatsname (ΑΙΡΑΣ⁰).
*ἀδελφεοί* $1478_{29}$.
*ἀδελφεόν* s. *'δελφεόν*.
*ἀδίκωσυλῶι* $1479_{4}$ d. i. *ἀδίκω*(*ς*) *συλῶι*.
*ἀεθλοφόρων* $1500_{2}$ (metr.).
*ἀείμναστον* $1500_{9}$ (metr.).
*Ἀθηνοδώρου* $1504_{5}$.
*αἰ* $1478_{3}$ zw., $_{6, 8, 12, 16, 18, 19, 27, 29, 30, 42, 43}$, $1479_{2, 4, 5, 6, 8, 10, 14}$.
*ἄι* $1502_{8}$.
*Αἰγ*[*ιέα*] $1476_{9}$ (oder *Αἰγ*-[*ιῆ*] vgl. *Λαοδικῆ* $1477_{4}$).
*Αἰγιεύ*[*ς*] $1476_{4}$.
*Αἰγίωι* [$1476_{2}$].
*Αἰτωλῶι* 1504 $\text{Ba}_{3}$, $1511_{2}$.
*ἀκρόπολιν* $1501_{2}$ (metr.).
*Ἀλεῖος* $1477_{3}$.
*Ἀλεξῖν*[*ος*] $1477_{8}$.
*Ἀλεξίνου* $1477_{1}$.
*Ἀλεξίου* $1510_{1}$.
*Ἀλκαίνετος* $1501_{1}$ (metr.).
*Ἀλκιθόου* $1476_{4, 9}$.
*Ἀλκῖνο*[(*ν*)] $1510_{4}$ (⁰ΝCΑ).
*ἄλλα* acc. $1476_{13}$ (Lebas *τἄλλα*).
*ἄλλας* $1508_{9}$.
*ἄλλοις* $1476_{14}$, $1504_{8}$, 1504 $\text{Ba}_{7}$, $1505_{6}$, $1508_{7}$.
*ἀμάραι* $1478_{42}$.
*ἀμάραις* $1478_{42}$.
*ἀμαρᾶν* $1479_{5}$.
*Ἀμεινία* gen. $1502_{8}$.
*Ἀμινία* gen. 1504 $\text{Bb}_{3}$.
*Ἀμφίσσα* dat. [$1474_{1}$], ⁰[*α*] $1474_{5}$, ⁰[*ί*]*σσα* $1474_{8}$.
*Ἀμφίσσαι* dat. $1477_{1}$ (so Boeckh; bei Lebas ⁰*σσα*) $1477_{7}$, ⁰[*φίσ*]⁰ $1477_{3}$.
*Ἀμφισσέος* gen. $1474_{4}$.
*Ἀμφισσίδα* $1474_{6}$.
*Ἀμφισσοίς* $1474_{6}$.
*ἀνά* c. acc. $1479_{3}$.
*ἀναγράφε*(*ι*)*ν* $1508_{8}$ (⁰ΡΞΝ).
*ἀνάνκας* $1478_{8}$.
*ἀνδιχάζωντι* $1479_{10}$.
*ἄνδρας* $1478_{13}$, $1479_{13, 14}$.
*ἀνδρεῖον* $1477_{3}$.
*Ἀνδρονίκου* $1477_{2}$.
*ἀνέθηκαν* $1480_{2}$, $1485_{6}$.
[*ἀνέθη*]*κε* $1486_{2}$.
*ἄνευ* c. gen. $1478_{8, 9}$.
*ἀν*[*έφαπτος*] $1474_{13}$.
*ἀνήρ* $1478_{18}$, *ἀνήρ* $1502_{3}$.
*ἀνιερώσει* $1502_{8, 11}$.
*ἀν*[*τίγρα*]*φον* $1477_{5}$.
*Ἀντιφάται* dat. $1478_{47}$.
*Ἀντιφίλωι* 1504 $\text{Ba}_{3}$.
*ἀνφοτάροις* $1478_{39}$ (zwischen *φ* und *ο* ein Zeichen wie ein unvollständiges *γ*).
*ἀνχωρέηι* $1478_{27}$.
*ἀνχωρεῖν* $1478_{7, 9}$.
*ἀνχωρέοντα* $1478_{19}$.
*ἀ*(*π'*) c. gen. $1478_{11}$.
*ἀπάγων* s. *ὠπάγων*.
*ἀπέδοτο* $1477_{2}$, *ἀπ*[*έδ*]⁰ $1474_{7}$.
*ἀπελάωνται* $1478_{8}$.

---

[1]) No. 1506 ist weggelassen, weil gleich 1535.

δοκέῃι 1478$_{39}$.
δόμεν 1478$_{38, 41, 42}$.
δορί 1501$_{1}$ (metr.).
δραχμαί 1479$_{5}$.
δραχμᾶν 1477$_{4}$.
Δωροθέου 1474$_{5}$.

ε. 1508$_{6}$ (so Weil u. Kum. st. δ.).
'Ε. 1504Ba$_{8}$.
ἐ d. i. ἐκ s. ἐδάμω, ἐθαλάσας, ἐϙοινάνων, ἐλιμένος, ἐΝαυπάκτω, ἐτᾶς.
ἐγ d. i. ἐκ vor Ναυπάκτω 1478$_{15}$.
ἔγγυοι 1505$_{7}$, °[ο]ι 1504 Ba$_{8}$.
ἔγγυος 1504$_{11}$.
ἐγραμμάτευε [1503$_{7}$].
ἐδάμω d. i. ἐκ δ° 1478$_{4}$.
ἐδειήθη 1508$_{4}$.
ἔδοξε 1476$_{6}$, 1502$_{1}$, 1510$_{3}$.
ἔδωκαν 1503$_{2}$, 1504$_{4}$, 1504Ba$_{2}$, 1504Bb$_{4, 7}$, 1511$_{1}$, [ἔδω]καν 1505$_{2}$.
ἐθαλάσας d. i. ἐκ θ° 1479$_{3}$.
εἰ 1508$_{7}$.
εἰδέναι 1474$_{7}$.
εἶμεν 1476$_{8, 10}$, 1478$_{15, 40, 44, 46, 47}$.
εἰράνας 1476$_{12}$, 1504Ba$_{6}$, 1505$_{5}$, [1511$_{7}$].
ἐκ c. gen. 1500$_{4}$ (metr.), 1505$_{3}$, 1511$_{2}$ s. ἐ.
ἐκάλεσε 1502$_{15}$.
ἕκασ[τον] 1502$_{11}$.
ἑκάστωι 1502$_{5}$.
ϝεκατόν 1478$_{13}$.
ἐκγόνοις 1504$_{7}$, 1504Ba$_{4}$, 1511$_{3}$, [1505$_{4}$], [ἐ]κγ[όνοις] 1503$_{3}$ (Leake; CI. αγγοι..).
ἐκγόνους 1476$_{10}$.
ἐκκλησίαι dat. 1476$_{7}$.
ἐϙοινάνων d. i. ἐκ ϙ° 1478$_{4}$.
ἔλαβεν 1501$_{2}$ (metr.).
ἔλεγεν 1474$_{7}$.

ϝελέσται 1479$_{16}$.
ϝελέστω 1479$_{10}$.
[ἐλευ]θερίαι dat. 1477$_{4}$.
[ἐλεύθερ]ος 1474$_{13}$.
ἐλιμένος d. i. ἐκ λ° 1479$_{4}$.
'Ελπινίκαν 1490$_{2}$.
ἐν c. acc. 1478$_{1, 11, 20, 32, 37, 45}$. S. 'ν.
ἐν c. dat. 1474$_{3, 8}$, 1476$_{7}$, 1477$_{1, 3, 7}$, 1478$_{5, 7, 16, 17, 20}$ zw., $_{21}$ dr., $_{23}$ zw., $_{24, 33, 42}$, 1479$_{7}$ zw., 1500$_{7}$ (metr.), 1502$_{2, 8, 11}$, [1474$_{1}$, 1477$_{1}$], ἐ[ν] 1476$_{3}$.
ἐΝαυπάκτω d. i. ἐκ Ν° 1478$_{8, 19}$.
ἐνεργα[ζ]όμενος 1477$_{3}$.
ἐνετηρίων 1478$_{8, 9}$.
ἐνί c. dat. 1500$_{3}$ (metr.).
ἐνιαυτόν 1502$_{12}$.
ἐνκαλειμένωι 1478$_{43}$ s. τῶνκ°.
ἔνκτησιν 1504Ba$_{5}$, °[ιν] 1476$_{12}$, °[ν] 1504Bb$_{4}$.
ἐννέ' 1479$_{14}$.
ἐννόμωι 1476$_{7}$.
ἔνορϙον 1478$_{11}$.
ἔντε 1478$_{15}$.
ἔντιμοι 1478$_{35}$.
ἐνφαινέτ[ω] 1508$_{8}$.
ἐνφανίας acc. 1508$_{7}$.
ἐξ c. gen. 1502$_{2}$.
'Εξαίνετος (Girard 'Εξάγνητος] 1495$_{1}$, (ξ = χσ).
ἐξεῖμεν 1478$_{3, 7, 9, 12, 37}$.
ἐόντα 1478$_{2}$.
ἐπ' c. dat. 1477$_{4}$.
ἐπαγγελίαν [1502$_{15}$].
ἐπάγειν 1478$_{13}$.
ἐπάνχιστον 1478$_{17}$.
'Επαφρᾶ gen. 1489$_{1}$.
ἐπεί 1474$_{7}$, 1478$_{1, 29, 36}$, 1500$_{10}$ (metr.).
ἐπειδή 1502$_{3}$, ἐπ[ειδή] 1476$_{2}$.
ἐπί c. dat. 1479$_{12, 13}$.

ἐπιδαμίαι dat. 1479$_{7}$.
ἐπιϝοικία s. 'πιϝ°.
ἐπιϝοίϙοις 1478$_{11}$.
ἐπίϝοιϙον 1478$_{31, 37}$.
ἐπιϝοίϙους 1478$_{5, 32}$.
ἐπιϝοίϙωι s. τῶπιϝ°.
ἐπιϝοίϙων 1478$_{15, 16, 27, 35, 40}$.
ΕΠΙΚΝΑ. 1488 Münzlegenden.
ἐπιτασσόμενον 1474$_{11}$.
ἐπιτυχόντα 1478$_{3}$.
ἔπλετο 1500$_{7}$ (metr.).
ἐποιήσα[ντο] 1502$_{8}$, ἐ[ποί]ήσαντο 1502$_{9}$.
ἐπωμότας acc. 1479$_{10}$.
'Ερμᾶι 1502$_{9, 11}$.
'Ερσδάμ[(ο)][ν] 1503$_{6}$, (St. °ΜΩ).
ΕΣ. 1478$_{35}$.
ἔστ' (ἐστί) 1501$_{1}$ (metr.).
ἔσται 1500$_{9}$ (metr.).
ἐστί 1478$_{30}$.
ἔστω 1479$_{9}$, [1508$_{9}$], [ἔ]στω 1474$_{12}$.
ἐτᾶς d. i. ἐκ τᾶς 1479$_{1, 2}$.
εὐεργέταις 1504$_{9}$, 1504 Ba$_{7}$, 1503$_{6}$, °[αις]1476$_{11}$, [εὐεργ]° 1505$_{7}$.
εὐεργέταν 1476$_{8}$.
Εὐΐππου 1505$_{2}$.
Εὐκέλαδος 1485$_{2}$.
εὐνοίας 1502$_{7}$.
εὐνομίας 1500$_{8}$ (metr.).
εὔνους 1476$_{5}$, 1502$_{4}$.
εὐσεβεία[ς] 1502$_{6}$.
Εὔφαμος 1480$_{1}$ (viell. Εὔφαμοσς].
Εὐφράνορος 1510$_{2}$.
Εὐχανδρίδας 1477$_{6}$.
εὔχρηστος 1476$_{5}$.
'Εφ[έσιον?] 1510$_{4}$.
ἐχέπαμον 1478$_{18}$.
ἐχθός c. gen. 1479$_{11}$.
ἔχοι 1479$_{5}$.
ἔωντι 1478$_{29}$.

*συνόδοι* dat. 1502$_{5}$.
*σύνοδος* 1502$_{13, 14}$.
*συνόδου* 1502$_{10}$.
*συντελοῦσιν* 1502$_{2}$.
*σώζ[ων]* 1501$_{1}$ (so Wachsmuth u. Weil) -metr.-.
*Σωκράτεα* 1498$_{1}$.
*σῶμα* acc. 1474$_{9}$, 1477$_{3}$.
*Σωσιβίου* 1504$_{13}$.
*Σωσίνου* gen. 1502$_{3}$.
*Σωτέλεος* gen. 1502$_{15}$, 1504$_{1}$.
*Σωτέλης* 1502$_{3}$, 1504$_{12}$.

*τ'* d. i. *τά* 1478$_{31}$.
*τ'* d. i. *τᾶι* 1478$_{20, 22}$.
*τά* acc. plur. 1476$_{13}$ (*τὰ ἄλλα*, Lebas ΤΑΛΛΑ, *τἆλλα*?) 1478$_{15, 23, 24, 38}$, 1479$_{3}$, 1502$_{4, 14}$, *[τ]ά* 1508$_{7}$, *[(τ)]ά* 1493$_{1}$ (St. HA).
*τάγ* 1502$_{6}$.
*τᾶι* 1475$_{3}$, 1476$_{6}$ zw., 1478$_{7, 16, 21}$, 1479$_{7}$, 1485$_{7}$, 1502$_{5, 8, 11}$, 1510$_{3}$.
*ταῖς* 1479$_{12, 13}$, 1502$_{9, 13}$.
*ταμία* gen. 1510$_{2}$.
*τάν* 1477$_{4}$, 1478$_{32, 41, 43, 45}$, 1479$_{11, 16}$, 1500$_{3}$ (metr.), 1502$_{15}$, [1474$_{10}$], *τ[ά]ν* 1502$_{10}$, *[τά]ν* 1508$_{9}$ s. *τάγ*.
*τάνδε* 1500$_{5}$ (metr.).
*τάς* 1508$_{9}$ s. *κατάς*.
*τᾶς* 1476$_{8, 15}$, 1477$_{5}$, 1478$_{48}$, 1502$_{6, 7, 19}$, [1474$_{11}$], s. *ἐτᾶς*.
*ταυτᾶ* adv. „ebenso" 1478$_{46}$.
*τέ* 1478$_{39}$.
*[τ]ειμάν* 1474$_{10}$.
*τέκναι* dat. 1478$_{12}$ s. *τέχναι*.
*τέλεον* 1478$_{47}$.
*τέλος* 1478$_{4, 10}$.
*τέρμ'* 1501$_{2}$ (metr.).
*τέτορες* 1479$_{4}$.
*τέχναι* dat. 1478$_{38}$ s. *τέκναι*.
*τεχνίταις* 1502$_{3, 4}$.
*τεχνιτᾶν* 1502$_{12}$, *[τε]°* 1502$_{10}$, *[τεχν]°* 1502$_{7}$.
*τηλόθεν* 1500$_{4}$ (metr.).
*τιθῆ* conj. 1508$_{10}$.
*τιμάν* 1477$_{4}$.
*τιμᾶς* 1477$_{4}$.
*τὶς* 1478$_{6, 27}$, *τὶ[ς]* 1508$_{7}$, *(τὶ)ς* 1478$_{23}$ s. die nächste Nummer.
*τισυλῶι* d. i. *τι(ς) συλῶι* 1479$_{2}$.
*τό* nom. 1508$_{4}$.
*τό* acc. 1474$_{11}$, 1477$_{3, 5}$ zw., 1478$_{4, 31, 36, 44, 46}$, 1479$_{3, 5}$, 1502$_{7}$.
*τοί* nom. plur. 1478$_{9}$, 1479$_{10}$, 1480$_{1}$.
*τοῖ* dat. [1475$_{3}$].
*τοῖς* 1476$_{14}$, 1478$_{5, 11, 19, 23, 24}$ zw., $_{28, 46, 47}$, 1502$_{1, 2, 4}$, 1504$_{8}$, 1504Ba$_{3, 7}$, 1504Bb$_{1}$, 1505$_{6}$, 1508$_{7}$, [1505$_{4}$], *τοῖ(ς)* 1478$_{21}$.
*τ[όμ]* 1503$_{5}$, *τ[όμ]* 1474$_{12}$.
*τόν* 1474$_{11}$, 1478$_{1, 12, 17, 31, 37, 41, 45}$, 1479$_{1}$ zw., $_{2, 3, 8, 14, 17}$, 1502$_{1}$, 1504$_{11}$, 1505$_{7}$, 1511$_{3}$ s. *τόμ*.
*τός* acc. (*τούς*) 1479$_{16, 17}$.
*τοῦ* 1474$_{3}$, 1477$_{6}$, [1477$_{6}$].
*τούς* 1478$_{4, 30, 32}$, 1502$_{6}$ s. *τός* und *ποτούς*.
*Τραλλιανῶι* 1504$_{5}$.
*τριάϙοντ'* 1478$_{42}$ zw.
*τριάϙοντα* 1478$_{13}$.
*τρίτον* 1500$_{5}$ (metr.).
*τριῶν* 1474$_{9}$, *τριῶν* 1478$_{18}$.
*τύχαι* dat. 1502$_{1}$, 1503$_{1}$, 1504Ba$_{1}$, 1510$_{1}$, *°[χαι]* 1476$_{1}$.
*[τύ]χαν* 1474$_{1}$.
*τῶ* gen. 1478$_{13, 20}$, 1479$_{4}$.
*τῶ* dat. 1474$_{3}$ zw., $_{8}$, *τ[ῶ]* 1474$_{8}$.
*τῶι* 1478$_{35, 38, 43}$, 1480$_{2}$, *τῶι* 1477$_{4}$ zw., 1500$_{9}$, (metr.), 1502$_{9}$ zw., $_{13}$ zw., 1510$_{3}$ s. *τῶν-καλειμένωι*, *τῶπιϝοί*, *ωι*.
*τῶν* 1478$_{5, 6, 10, 15, 16, 17, 26, 27}$ zw., $_{30}$ zw., $_{34}$ zw., $_{35, 36, 40}$, *τῶν* 1476$_{6, 9}$, 1502$_{10, 12}$, *[τ]°* 1508$_{1}$, *τ[ῶν]* 1502$_{7}$.
*τῶνδε* s. *κατῶνδε*, so Curtius Stud. II 445, vgl. *καθ' ὧν* 1508$_{9}$.
*τῶνκαλειμένωι* 1478$_{41}$ d. i. *τῶι ἐν°*.
*τῶπιϝοίϙωι* 1478$_{34}$ d. i. *τῶι ἐπι°*.

*ὑδρίαν* 1478$_{45}$.
*υἷα* 1500$_{1}$ (metr.).
*υἱός* 1501$_{1}$ (metr.).
*ηυπ'* c. gen. 1478$_{8}$, *ὑπ'* 1500$_{7}$ (metr.).
*ὑπάρχει* 1476$_{15}$.
*ὑπάρχειν* 1476$_{13}$.
*ὑπάρχων* 1502$_{4}$.
*ὑπέρ* c. acc. 1474$_{5}$, *°[ρ]* 1474$_{7}$.
*ὑπέρ* c. gen. 1502$_{10}$.
*ηυπό* c. gen. 1478$_{27}$.
*ὑπόδικος* 1508$_{8}$.
*Ηυποκναμίδιοι* 1478$_{9}$.
*Ηυποκναμιδίοις* 1478$_{6, 21, 24}$ zw., $_{46}$.
*Ηυποκναμίδιον* 1478$_{1}$.
*Ηυποκναμιδίους* 1478$_{30}$.
*Ηυποκναμιδίων* 1478$_{5, 6, 17, 26, 34}$, *Ηυπ-οκν°* 1478$_{30}$.

*φάρειν* 1478$_{5, 10}$.
*Φαρσάλιοι* 1508$_{3}$, (Kum. *°ιον*).
*Φί[(λ)]ιος* nom. 1477$_{8}$ (St. ΦΙΔΙ°).
*Φιλόξενος* 1477$_{6, 7}$.

---

# PHOKISCHES REGISTER.

*ἁ* $1520_{1}$, $1529^{a}_{1, 6, 10}$, $1536^{b}_{3}$, $1539^{b}_{7}$, $1545_{9, 12}$, $1546_{7}$, $1547_{9}$, $1555^{a}_{14}$, $1555^{b}_{17}$, $1555^{d}_{24}$, $1555^{f}_{22}$, [$1546_{9}$].

*ἅ* acc. pl. $1539^{a}_{32}$, $1555^{b}_{10}$, *ἅ* $1523_{5}$.

*ἇ* dat. sg. $1555^{c}_{6}$.

*Ἀ*. $1521_{8}$.

*ἀγαγέτω* $1555^{c}_{11}$, $1555^{f}_{11}$.

*ἀγαθᾶι* $1532^{d}_{1}$, [$1532^{a}_{1}$], °[*θᾶι*] $1521_{1}$, °[*θ*]*ᾶ*[*ι*] $1522_{1}$.

*ἀγαθάν* $1532^{b}_{1}$, $1532^{c}_{1}$, $1545_{1}$, $1546_{1}$, $1547_{1}$, $1552^{b}_{1}$, $1555^{a}_{1}$, $^{b}_{1}$, $^{c}_{1}$, $^{d}_{1}$, $^{e}_{1}$, $^{f}_{1}$, [$1544_{1}$], [*ἀγαθά*]*ν* $1523_{1}$, °[*θ*]*άν* $1539^{a}_{1}$, *ἀ*[(*γ*)]° $1548^{b}_{1}$ Zeichnung ΑΕΑ° °*θ*[*ά*]*ν* $1552^{a}_{1}$.

[*ἀγα*]*θοῖς* $1522_{5}$.

[*ἀγαθ*]*όν* $1552^{a}_{16}$.

*ἀγαθός* $1552^{b}_{2}$, [$1552^{a}_{2}$].

*ἀγαθῶν* [$1552^{a}_{7}$, $1552^{b}_{7}$].

*Ἀγέδαμος* $1524_{4}$.

*Ἀγησία* gen. $1520_{9}$.

*Ἀ*[(*γ*)]*ήσωνος* $1545_{2}$ Z. bei Ross ΑΓ°.

*Ἁγία* gen. $1555^{a}_{16}$.

*Ἅγιος* nom. $1555^{f}_{24}$.

ΑΓΛΟΙΙΟΖΛΑΑΝ $1544_{1}$ nach Rang. (?) *Ἀγ*(*α*)*θ*(*ᾷ τ*)*ο*(*ύ*)*χᾳ Ἀν*(*βρυσεῖς*).

ΑΓΥΛΟΣ $1532^{b}_{2}$, ob *Ἄδυλον* oder *Ἄσυχον*?

*ἀγώγιμος* $1555^{b}_{16}$.

*ἀεί* $1532^{c}_{6}$, $1552^{a}_{4}$, $1552^{b}_{4}$, [$1532^{a}_{9}$, $^{b}_{9}$].

*ἀζάμιος* [$1532^{a}_{10}$, $^{b}_{10}$], °[*ς*] $1548^{a}_{9}$.

*ἀζαμίου* $1555^{d}_{24}$.

*ἀζαμίω* dat. $1555^{c}_{16}$, $^{f}_{15}$.

*Ἀθανᾶ* dat. $1524_{2}$, *Ἀ*[*θανᾶ*] $1524_{3}$.

*Ἀθανᾶι* $1516_{3}$, $1523_{5, 9, 15, 22}$.

*Ἀθαναίαι* dat. $1537_{1}$ (metr.).

*Ἀθανᾶς* $1523_{17}$, *Ἀ*[*θαν*]*ᾶς* $1539^{b}_{4}$.

*αἰ* $1529_{5}$ zw.

*ἆι* $1552^{b}_{10}$.

*αἰϜεί* $1537_{3}$ (metr.).

*Α*[*ἰ*]*νησία* gen. $1520_{9}$.

*αἱρέσει* $1552^{a}_{10}$, $^{b}_{10}$.

*αἷς* $1555^{e}_{8}$.

*αἰτίας* $1555^{c}_{19}$.

*Αἰ τω*)[(*λ*)]*οῖς* $1529_{5}$ Zeich. ΑΙΑΟΙΣ so, nicht ΑΙΟΙΣ).

*Αἰχμίων*[*ος*] $1548^{b}_{19}$.

*Ἀκραῖο*[*ς*] $1529^{b}_{8}$.

*Ἄκρατος* $1555^{e}_{31}$.

*ἄκυρος* $1545_{11}$, [$1546_{9}$].

*Ἀλ*[*α*]*ῖοι* $1529^{b}_{19}$ Ethnikon.

*ἀλειτουργήτων* $1539^{a}_{42}$.

*Ἀλέξιος* gen. $1529^{a}_{25}$.

[*Ἀλ*]*έξων* $1548^{a}_{11}$, Ross *Ἔξων*.

*ἁλικίαις* $1539^{a}_{18}$.

*Ἀλκαῖος* $1519_{1}$, $1520_{9}$.

*Ἀλκιδάμου* $1536^{a}_{2}$.

*Ἀλ*[*κι*]*κλῆς* $1520_{8}$.

*Ἄλκιμος* $1529^{b}_{7}$.

*ἀλλά* $1532^{c}_{4}$, $1555^{b}_{10}$.

*ἄλλα* acc. pl. $1520_{5}$, $1552^{a}_{13}$, $^{b}_{14}$, [$1526_{2}$], in *τἄλλα* $1521_{6}$, $1544_{7}$, [$1522_{9}$].

*ἄλλοις* $1520_{6}$, $1544_{8}$, [$1522_{9}$, $1552^{a}_{14}$, $^{b}_{15}$], *ἄλ*[*λο*]*ις* $1521_{7}$, *ἄ*[*λλοις*] $1536_{3}$.

*ἄλλον* acc. masc. $1548^{b}_{14}$.

*ἄλλος* $1532^{a}_{10}$, [$1532^{b}_{10}$, $1548^{a}_{8}$], [*ἄ*]° $1548^{a}_{4}$.

*ἄλ*(*λ*)*ω* dat. $1555^{f}_{16}$.

*ἄλλωι* $1532^{a}_{6}$.

*Ἀλοπαῖος* $1552^{a}_{2}$ Ethn.

*Ἀμβρύσιος* $1536^{a}_{3}$ Ethn.

[*Ἀμ*]*βρύσσιοι* $1520_{10}$.

*Ἀμβρυσσίω* dat. $1521_{4}$.

*Ἀμβρ*[(*υ*)][*σσίων*] $1520_{1}$, Annal. ΑΜΒΡ, Pitt. ΑΜΡΡΗ.

*Ἀμύμ*[*ο*]*νος* $1522_{3}$.

Θ. $1529^b{}_8$.
[(ϑ)]άψαι $1555^c{}_{15}$ Zeichn. ΥΑ°.
ϑαψάντω $1545_7$.
ϑαψάσαι(ς) $1548^b{}_{10}$ Zeichn. ohne ς.
ϑαψάτωσαν $1546_6$.
ϑάψωντι $1545_8$.
Θεοδωρίδα gen. $1525_1$.
Θεοδώρου $1529^b{}_{32}$.
ϑέλοντα acc. sg. $1545_{17}$, °[λοντα] $1548^b{}_{14}$.
ϑέλοντι dat. $1523_{12}$, $1555^a{}_{12}$, $^b{}_{12}$, $^c{}_{14, 17}$, $^d{}_{22}$, $^e{}_{15}$, $^f{}_{14, 16}$.
ϑέλων $1532^a{}_{10}$, $1547_7$, [$1532^b{}_{10}$, $^c{}_6$].
ϑέλων[(ϑ)]ι $1547_8$, Zeichn. °ΟΙ.
ϑέλωντι $1523_{20}$.
ϑεόν $1555^a{}_{14}$, $^b{}_{17}$, $^c{}_{27}$, $^f{}_{22}$.
Θεοξένου $1555^a{}_2$.
ϑεός $1545_1$, $1546_1$, $1555^a{}_1$, $^b{}_1$, $^c{}_1$, $^d{}_1$, $^e{}_1$, $^f{}_1$, [$1532^a{}_1$, $1544_1$, $1548^a{}_7$, $^b{}_1$, $1552^a{}_1$, $^b{}_1$], [ϑε]ό[ς] $1523_1$ (Lebas ..Θ..) $1532^b{}_1$, [ϑε]° $1532^c{}_1$, [ϑ]° $1539^a{}_1$, [ϑεό]ς $1547_1$.
ϑεοῦ $1555^a{}_{14}$, $^b{}_{13}$, $^c{}_{18}$, $^d{}_{22}$, $^e{}_{19}$, $^f{}_{18}$, [$1532^c{}_7$], °[ῦ] $1529^b{}_{20}$.
ϑεούς $1547_4$.
ϑέστων $1539^b{}_5$.
Θευκρίνεος $1532^b{}_5$.
ϑεῷ dat. $1546_4$, $1555^c{}_{5, 13}$, $^d{}_{4, 8}$, $^e{}_{4, 7, 13}$, $^f{}_{2, 6, 13}$, [$1532^b{}_8$].
ϑεῷι $1529^a{}_{4, 8}$, $1555^a{}_{3, 6}$, $^b{}_{3, 6, 13}$, °[ῷι] $1529^b{}_{16}$.
Θέων $1546^b{}_4$, $1555^b{}_8$.
Θεωνίδαν $1554_2$.
Θέωνος $1545_3$, $1546^b{}_4$, $1555^b{}_5$, (Ulr.[ς])[(Θ)][έ]ω[νος] $1532^b{}_5$ Zeichn. Ο.Ω.
Θοινία gen. $1523_{25}$.

Θράσων $1529^a{}_{17}$, $1539^b{}_9$.
Θράσωνα $1539^b{}_8$.
Θράσωνος $1539^b{}_{10}$, [Θ]° $1513_2$.
ϑρεπτούς $1546_3$, [ϑρ]ε[π]τούς $1523_7$.
ϑρεψάτω $1555^d{}_{18}$.
Θυαδᾶν $1536^b{}_3$ (ob aus ΘΥΑΔΩΝ verlesen oder verschrieben?)
[(ϑ)]υ[(γ)][ατέρα] $1532^b{}_2$ Zeichn. ΟΥΕ.
ϑύοντα $1531_3$.
ϑυσέοντα $1539^a{}_{20}$.
ϑυσιᾶν $1539^a{}_{52}$.
ϑυσίας acc. pl. $1539^a{}_{21}$.

ι Abkürzung für δέκα $1555^c{}_{6, 14}$.
ἰαρανϑεσίας gen. $1555^d{}_{21}$.
ἴδια acc. $1547_3$.
(ἰ)δία dat. $1524_3$.
ἰδία[(ι)] $1545_8$ Zeich. °ΙΑΠ.
ἰδίαν $1552^a{}_{7, 16}$, $^b{}_7$.
ἴδιον $1555^a{}_7$.
ἰδίους $1546_3$, [(ἰδ)]ίους $1523_7$ Zeichn. ΠΑΙΟΥΣ.
ἰδιώταν $1539^b{}_6$.
ἱερά acc. pl. $1539^a{}_8$, [ἱ]° $1539^a{}_{46}$.
ἱερᾶ dat. [$1548^b{}_8$].
ἱεράρχαι nom. $1539^a{}_{39}$.
ἱ[(ε)]ρ[α]τε[(ύ)]ον(τα) $1523_{23}$ Zeichn. ΙΣΡ.ΤΕ.|ΤΟΝ.
[ἱερατεύον]τος $1532^b{}_4$.
ἱερατέως $1523_{24}$.
ἱερέα acc. [$1548^b{}_{14}$].
ἱερεῖς nom. $1539^a{}_{39}$.
ἱερεύς $1532^b{}_{10}$, $^c{}_8$, $1548^a{}_8$, [$1532^a{}_9$].
ἱερητεύκατι 3. pl. $1539^a{}_{40}$.
ἱερητεύοντος $1555^a{}_2$, $^b{}_2$, $^d{}_3$, $^e{}_3$, $^f{}_2$.
ἱερητευούσας gen. $1524_2$.
ἱερητεύσας $1535_2$.
ἱεροϑυτᾶν $1529^a{}_{24}$, $^b{}_{23}$, °[ϑυ]° $1529^b{}_{11}$.

ἱερόν acc. ntr. $1539^b{}_4$.
ἱεροταμίαι dat. $1539^a{}_{28}$.
[ἱ]εροταμίαν $1539^a{}_{19}$.
ἱεροταμίας nom. $1539^a{}_{25, 29}$.
ἱερο(ύς) $1524_2$.
ἱερῷ dat. ntr. $1555^d{}_{25}$.
Ἱέρωνος $1546^b{}_7$.
Ἴσει $1554_2$.
Ἴσι $1519_{15}$.
ἰσοπολιτείαν $1522_7$, [$1552^b{}_{12}$], °[τεί]° $1521_8$.
ἰσοπολιτίαν $1520_4$. Pitt. ΚΟ°, worin Κ gleich ΙC ist.
ἴσους $1539^a{}_{12}$.
ἰστάνϑω $1539^a{}_{18}$.
ἰστάνϑων $1539^a{}_{42}$.

Κα. $1548^a{}_3$.
κά $1523_{20, 21}$ zw., $1529^a{}_8$, $1539^a{}_{32, 59}$, $1547_{5, 8}$, $1548^a{}_1$, $^b{}_9$, $1455^b{}_{10}$, [$1529^a{}_1$, $1532^b{}_7$, $1546_6$, $1548^b{}_8$], κ[(ά)] $1532^c{}_3$, Zeichn. ΚΛ.
καϑ' c. acc. $1523_{9, 16}$, $1545_5$, $1546_5$, $1548^b{}_{11}$, $1552^a{}_{7, 18}$, $^b{}_7$, $1555^a{}_{10}$, $^b{}_9$, [$1532^b{}_6$], κ[αϑ'] $1532^a{}_6$.
καϑώς $1529^a{}_2$, $1539^a{}_{46}$, $1545_3$, $1546_{3, 7}$, κα[ϑ]° $1529^a{}_7$.
καί $1518_4$, $1519_3$, $1520_4$, $_5$ zw., $_{6, 7}$, $1521_{4, 6, 7}$, $1522_{6}$, $_8$ dr., $_9$ dr., $1523_{4, 8, 10, 13}$ zw., $_{15}$ zw., $_{16, 18, 21, 22}$, $1529^a{}_{4, 5, 8, 10, 11}$, $1529^b{}_{27}$, $1532^a{}_{8, 10}$, $^b{}_{2, 9, 10}$, $^c{}_{4, 6}$, $1534_3$, $1535_3$ zw., $1536^b{}_2$, $1537_2$ (metr.), $1539^a{}_{5, 12, 13, 15, 27, 31, 39, 43, 45, 47, 49, 53}$, $^b{}_{3, 6}$, $1544_4$, $_5$ zw., $_6$ zw., $_7$ zw., $_8$ (Rang. κα[ί]) $1545_{4, 6}$ zw., $_7$ zw., $_{8, 10, 13}$ zw., $1546_{2, 3, 5, 6}$ zw.,

$^{e}_{15}$, [$1532^{c}_{6}$, $1548^{b}_{14}$], [*Φ*]° $1529^{b}_{14}$.

*Χαρα[δραί]ου* $1529^{b}_{12}$ Ethnikon.
[*Χ*]*αρίδαμος* $1540_{3}$.
*Χαριμήδης* $1549_{1}$.
*χάριν* $1555^{c}_{16}$, °*ρ*(*ι*)*ν* $1555^{c}_{12}$.
*χαριστήριον* $1535_{5}$.
*χειλίων* $1555^{f}_{8}$.
*χείρ* $1555^{d}_{30}$ (so, statt:).
*χειρόγραφον* nom. $1555^{e}_{30}$.
*χέρα* acc. $1555^{b}_{6}$, $^{e}_{24, 26, 33}$.
*χιρόγραφον* nom. $1555^{f}_{28}$. *χι*[(*ρ*)]*ό*[(*γ*)]*ρα*[(*φ*)]*ο*(*ν*) $1555^{f}_{26}$ ΧΙΦCΙΡΑΟΟΜ.
*χοῶν* $1539^{a}_{27}$.
*χρείαν* $1552^{a}_{4}$, $^{b}_{4}$, [(*χ*)][*ρεί*]*α*[*ν*] $1522_{5}$ Zeichn. Α..Λ.
*χρῆσαι* $1555^{e}_{26}$.
*χρήσαντος* $1555^{b}_{6}$.
*χρηστά* acc. $1522_{4}$.
*χρόνον* $1546_{3}$, $1555^{c}_{9}$, $^{d}_{13}$, $^{e}_{21}$, $^{f}_{19}$, [*χρό*]° $1546_{5}$, [*χρ*]° $1548^{b}_{12}$.
*χώραν* $1539^{a}_{9}$, *χ*[*ώρα*]*ν* $1539^{a}_{47}$.
*χωρίς* c. gen. $1555^{c}_{18}$.

*ψάφισμα* acc. $1555^{d}_{26}$.

*ὧ* dat. $1545_{4}$.
*ὧι* dat. $1555^{b}_{7}$.
*ὡμολόγεον* $1529^{b}_{28}$.
*ὧν* $1532^{a}_{11}$.
*ὠνά* nom. $1555^{a}_{14}$, $^{b}_{17}$, $^{d}_{24}$, $^{f}_{22}$, [(*ὠ*)]*ν*[*ά*] $1548^{b}_{17}$ Zeichn. ON.
*ὠνά* nom. dual. $1555^{e}_{27}$.
*ὠνᾶι* dat. $1555^{b}_{5}$.
*ὠνᾶς* $1555^{e}_{32}$, $^{f}_{28, 30}$.
*ὥρια* acc. $1545_{8, 9}$, $1546_{6}$.
*νως* $1537_{2}$ (metr.), *ὡς* $1555^{f}_{16}$.
*ὥστε* $1555^{d}_{10}$.
*ὧτε* [$1555^{c}_{15}$].

.*α* gen. $1529^{b}_{28}$.
.*α* nom. $1543_{1}$.
.*αμ*. $1522_{2}$.
.*άμιος* $1555^{e}_{30}$ (Ulr. [*Σ*]°).
.*αν* acc. $1522_{7}$.
*ἀνατε*. $1548^{b}_{3}$.
.*άριστος* $1537_{1}$ (metr. Bechtel *ΦαϜά*°).
.*ας* $1529^{b}_{2, 6}$.
⟨*ασιφορ*⟩ $1555^{e}_{21}$.
.*ατε* $1548^{a}_{2}$.
.*α*..*τρειαν* $1539^{b}_{18}$.
......*δαμος* $1529^{b}_{18}$ (*Ἀριστο*- u. dergl.).
..*ε*... $1529^{b}_{5}$.
.*εῖοι* $1529^{b}_{6}$.
.*ειω* $1548^{b}_{4}$.
.*ία* gen. $1521_{3}$.
⟨*ιδε*⟩ $1555^{e}_{13}$.
.[*κ*]*λέος* $1522_{10}$.
.[*κρά*]*τ*[*ε*]*ος* $1548^{b}_{20}$.
.[*κρ*]*άτης* $1548^{b}_{19}$.
.*λα* gen. $1521_{6}$.
.*λουας* $1548^{b}_{7}$ (? [*ἀργυ*]-[(*ρί*)]*ου*, *ᾶς*).
.ΛΦ. $1540_{9}$.
.*λωνι* $1520_{2}$.
.*να* $1529^{b}_{29}$.
...*νειδ*[(*α*)] $1514_{2}$ Zeichn. ΝΕΙΔΔ viell. [*Οἰ*]*νεί*-*δ*[(*α*)] od. ähnl. Röhl.
.*νιος* $1552^{b}_{2}$.
.*οι* $1552^{a}_{18}$.
.*οισε*. $1529^{b}_{29}$.
.*ον* $1534_{2}$.
.*ο*.*τα*. $1529^{b}_{1}$.
.*πο*. $1522_{4}$.
.*σίαν* $1532^{c}_{4}$, [$1532^{c}_{2}$].
.*στράτου* $1552^{b}_{17}$.
⟨*τα*⟩ $1539^{a}_{33}$.
.*ταντος* gen. $1524_{4}$.
.*τας* nom. $1529^{b}_{19}$.
.[*τ*]*έλεος* $1529^{b}_{24}$.
.*τεστα*. $1529^{b}_{29}$.
.*τηρ* $1523_{6}$.
.*τίδα* gen. $1529^{b}_{18}$.
⟨*τοι*⟩ $1539^{a}_{53}$.
.*φάνεος* $1529^{b}_{10}$.

---

Druck der Univ.-Buchdruckerei von E. A. Huth in Göttingen.

Druck der Univ.-Buchdruckerei von E. A. Huth, Göttingen.